This is a digital copy of a book that was preserved for generations on library shelves before it was carefully scanned by Google as part of a project to make the world's books discoverable online.

It has survived long enough for the copyright to expire and the book to enter the public domain. A public domain book is one that was never subject to copyright or whose legal copyright term has expired. Whether a book is in the public domain may vary country to country. Public domain books are our gateways to the past, representing a wealth of history, culture and knowledge that's often difficult to discover.

Marks, notations and other marginalia present in the original volume will appear in this file - a reminder of this book's long journey from the publisher to a library and finally to you.

Usage guidelines

Google is proud to partner with libraries to digitize public domain materials and make them widely accessible. Public domain books belong to the public and we are merely their custodians. Nevertheless, this work is expensive, so in order to keep providing this resource, we have taken steps to prevent abuse by commercial parties, including placing technical restrictions on automated querying.

We also ask that you:

+ *Make non-commercial use of the files* We designed Google Book Search for use by individuals, and we request that you use these files for personal, non-commercial purposes.

+ *Refrain from automated querying* Do not send automated queries of any sort to Google's system: If you are conducting research on machine translation, optical character recognition or other areas where access to a large amount of text is helpful, please contact us. We encourage the use of public domain materials for these purposes and may be able to help.

+ *Maintain attribution* The Google "watermark" you see on each file is essential for informing people about this project and helping them find additional materials through Google Book Search. Please do not remove it.

+ *Keep it legal* Whatever your use, remember that you are responsible for ensuring that what you are doing is legal. Do not assume that just because we believe a book is in the public domain for users in the United States, that the work is also in the public domain for users in other countries. Whether a book is still in copyright varies from country to country, and we can't offer guidance on whether any specific use of any specific book is allowed. Please do not assume that a book's appearance in Google Book Search means it can be used in any manner anywhere in the world. Copyright infringement liability can be quite severe.

About Google Book Search

Google's mission is to organize the world's information and to make it universally accessible and useful. Google Book Search helps readers discover the world's books while helping authors and publishers reach new audiences. You can search through the full text of this book on the web at `http://books.google.com/`

BIBLIOTHECA
SCRIPTORVM GRAECORVM ET ROMANORVM
TEVBNERIANA

A 1,015,923

DEMOSTHENES
ORATIONES

EDIDIT
C. FVHR
EDITIO MAIOR
I 1

LIPSIAE
IN AEDIBVS B. G. TEVBNERI


1837
ARTES
VERITAS
SCIENTIA
LIBRARY OF THE
UNIVERSITY OF MICHIGAN
E PLURIBUS UNUM
TUEBOR
SI QUÆRIS PENINSULAM AMŒNAM
CIRCUMSPICE

THE GIFT OF
PROF. ALEXANDER ZIWET

Alexander Ziwet

I

7

Alexander Ziwek

DEMOSTHENIS ORATIONES

EDIDIT

CAROLUS FUHR

EDITIO MAIOR

VOLUMEN I · PARS I

ORATIONES I–XVII CONTINENS

LIPSIAE IN AEDIBUS B. G. TEUBNERI MCMXIV

Conspectus notarum.

S = cod. Parisinus 2934
    S^d = scriptura eius correctoris qui subscripsit διώρϑωται
    [L = Laurentianus conv. sopp. 136; pendet a cod. Parisino S]
F = cod. Marcianus 416
    [B = cod. Bavaricus, nunc Monacensis 85, ex cod. F descriptus]
A = cod. Augustanus primus, nunc Monacensis 485
Y = cod. Parisinus 2935
    [O = cod. Bruxellensis 11295, ex cod. Y descriptus]
U = cod. Urbinas 113

Libanii vitae et argumentorum codices adhibui F, Y, cod. Ambrosianum Q 12 sup. (= m)
γρ. semper ante, corr. post codicis notam posui

LIPSIAE: TYPIS B. G. TEUBNERI

ΛΙΒΑΝΙΟΥ ΥΠΟΘΕΣΕΙΣ

ΤΩΝ ΛΟΓΩΝ ΔΗΜΟΣΘΕΝΟΥΣ

Reisk. 1 Ἐπειδή, κράτιστ' ἀνθυπάτων Μόντιε, κατὰ τὸν Ὁμηρικὸν Il. Φ163
Ἀστεροπαῖον περιδέξιος τὰ εἰς λόγους ὢν πρωτεύεις μὲν ἐν τῇ
Ῥωμαίων φωνῇ καὶ τῆς παρ' ἐκείνοις παιδείας ὁμολογουμένως
τὸ πρεσβεῖον ἀνῄρησαι, ἀμελεῖς δ' οὐδὲ τῆς Ἑλληνικῆς, ἅτε καὶ
ἐν αὐτῇ διὰ τὸ τῆς φύσεως μέγεθος ὑπερέχειν δυνάμενος, ἀλλὰ
περί τε τοὺς ἄλλους διατρίβεις καὶ περὶ τὸν τελεώτατον τῶν
Ἑλληνικῶν ῥητόρων, τὸν Δημοσθένην, καὶ δὴ καὶ ἡμᾶς ἐβουλήθης
τὰς ὑποθέσεις τῶν τούτου λόγων ἀναγράψασθαί σοι·
δεχόμεθα μὲν ἄσμενοι τὸ πρόσταγμα (ἴσμεν γὰρ ὅτι πλείω τὴν
τιμὴν ἢ πόνον ἔχει), ἀρξόμεθα δὲ τοῦ συντάγματος ἀπὸ τοῦ
2 βίου τοῦ ῥήτορος, οὐχ ὅλον αὐτὸν διεξιόν|τες (περιττὸν γὰρ
τοῦτο), ἀλλὰ τοσούτων μνημονεύοντες, ὅσα δοκεῖ καὶ πρὸς κατάληψιν
ἀκριβεστέραν τῶν λόγων συντελεῖν.

Δημοσθένει τοίνυν τῷ ῥήτορι πατὴρ ἦν Δημοσθένης, ἀνεπίληπτος 2
τῷ γένει δοκῶν, ὡς καὶ Αἰσχίνης ἐχθρὸς ὢν μαρτυρεῖ
(εἴρηται γοῦν οὕτως αὐτοῖς ῥήμασι „τούτῳ πατὴρ μὲν III 171
ἦν Δημοσθένης ὁ Παιανιεύς, ἀνὴρ ἐλεύθερος· οὐ γὰρ δεῖ ψεύδεσθαι“)·
ἐργαστήριον δ' οἰκετῶν μαχαιροποιῶν κεκτημένος
ἐντεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε. τὸ μέντοι Aesch. II 93
μητρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθαρῶς Ἀττι-

---

6 τὸν Fm: τὸ O   7 ῥητόρων γρ. FmO: ῥημάτων F | τὸν FO: om. m   12 τοσούτων r, mg. Mor: τοσοῦτον FO | τοσαῦτα μνημονεύσαντες m | ὅσω O   14 cf. Plut. Dem. c. 4   15 ὡς] ὅπερ O   17 ψεύσασθαι Om   20 φησι FO

381305

κόν, Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ
Ἀθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, οἰκήσαντος δὲ περὶ τὸν
Πόντον κἀκεῖ γυναῖκ᾽ ἀγαγομένου Σκύθιν τὸ γένος, ἐξ ἧς
ἦν τοῦ Δημοσθένους ἡ μήτηρ Κλεοβούλη. εἰς τοῦτο γοῦν ἄλλοι
III 172 τε λελοιδορήκασι καὶ Αἰσχίνης, εἰπὼν ὡς ἄρ᾽ εἴη Σκύθης, βάρ-
3 βαρος ἑλληνίζων τῇ φωνῇ. περὶ μὲν οὖν τοῦ γένους αὐτοῦ
τοσαῦτ᾽ εἰρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς
κομιδῇ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώ-
δης, ὥστε μηδ᾽ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ πάντες οἱ
τῶν Ἀθηναίων παῖδες εἰώθεσαν. ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν
ἐχθρῶν εἰς μαλακίαν ἐσκώπτετο καὶ Βάταλος ἐπωνυμίαν ἔσχεν·
ἱστόρηται γάρ τινα Βάταλον Ἐφέσιον αὐλητὴν γενέσθαι, ὃς
πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ
μέλεσι κατεαγόσι, καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν· ἀπὸ τούτου
δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν.

4 Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ
λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν. Καλλίστρατος ἦν Ἀθηναῖος ῥή-
τωρ ἔνδοξος· οὗτος ἔμελλεν δημοσίαν τι|νὰ δίκην ἀγωνίζεσθαι, 3
φασὶν οἶμαι τὴν περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς
ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι παραβαλεῖν αὐτῷ
τῇ δίκῃ· καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δ᾽ οὕτω διετέθη, ὥστ᾽ ἀπ᾽
ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι.
διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄν-
δρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο,
κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλεν μὲν αὐτούς,
5 οὐ μὴν ἠδυνήθη πάντ᾽ ἀπολαβεῖν ὅσ᾽ ἀπολωλέκει. τοὺς δὲ
λόγους τοὺς ἐπιτροπικοὺς εἰσὶν οἵ φασιν Ἰσαίου καὶ οὐ Δη-

---

3 ἀγαγομένου r mg., Wolf: ἀγομένου F O m 5 τε om. F O m 8 sqq. cf. Photius cod. 265 p 495 a 35 11 τὴν ἐπωνυμίαν O 13 ἐχρήσατο ἐπὶ τῆς σκηνῆς O 15 ἐκάλουν] ὠνόμασαν m ἐπονομάζουσιν Photius (ἐπωνόμαζον Photii cod. B) 16 sqq. sumpta ex Plut. Demosth. c. 5 19 ὀρώπου F m 20 παραλαβεῖν O 24 ἀνεστήσατο F 26 ἀπολωλέκει Bekker: ἀπολώλεκε(ν) F O m 27 sqq. cf. argum. ad or. XXXI et [Plut.] vit. X orat. 839 F 27 οὐ om. O

μοσθένους εἶναι, διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες
(ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν ὅτε πρὸς τούτους ἠγωνίζετο), καὶ
ὅτι δοκοῦσιν οἱ λόγοι τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος.
ἕτεροι δὲ νομίζουσι συντετάχθαι μὲν ὑπὸ Δημοσθένους, διωρθῶσθαι
δ' ὑπὸ τοῦ Ἰσαίου. οὐδὲν δὲ θαυμαστόν, εἰ ὁ Δημοσθένης
ἐδύνατο μὲν κἀπ' ἐκείνης τῆς ἡλικίας συγγράφειν
τοιούτους λόγους (ἡ γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται),
ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ
τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμίμηται. μετὰ μέντοι τούτους
τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν,
εἶτ' ἀπαλλαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ.
τούτοις δ' ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν
καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν.

Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν 6
ἐκ φύσεως, τὸ δὲ πνεῦμ' ἀτονώτερος· ἐξ ὧν ἀμφοτέρων
συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ
εὐδοκιμεῖν τὸ κατ' ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν
ἐρωτήσαντα „τί ἐστι ῥητορική;“ ἀπεκρίναθ' ὅτι ὑπόκρισις,
4 δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χει|ρόνων ἥττων ἐφαίνετο.
ἀλλὰ καὶ ταῦτα μελέτη κατώρθωσεν καὶ ὅσ' ἄλλ' αὐτῷ πρὸς
δημαγωγίαν ὑπῆν ἐλαττώματα. καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον
πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος, ὥστ' εὐθὺς
ἐξίστασθαι. διὰ δὲ τοῦτό φασιν αὐτὸν ἄνεμον ῥαγδαῖον
τηροῦντα καὶ κινουμένην σφοδρῶς τὴν θάλατταν παρὰ τοὺς
αἰγιαλοὺς βαδίζοντα λέγειν, καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθίζεσθαι
φέρειν τὰς τοῦ δήμου καταβοάς. μνημονεύονται δ' 7
αὐτοῦ καὶ οἰκήσεις κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι'
αἰσχύνην μὴ προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ

---

3 τὸ om. FOm 4 διωρθῶσθαι r, H. Wolf: διορθοῦσθαι FOm 5 δὲ post οὐδὲν om. Om 6 κἀπ' Dindorf (καὶ ἐπ' iam Sauppe): καὶ ἀπ' FOm 9 κατὰ μ. τοῦτον τὸν ἀγῶνα O 14 κακείνω O^1 κακεῖνο O^2 15 ἀτονώτερον Fm 19 ἧττον F 20 αὐτῷ om. m 28 προίη m

τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ διεπονεῖτο πρὸς φῶς περὶ λόγους. ὅθεν καὶ Πυθέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπόζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πικρῶς „οἶδ'“ εἶπεν „ὅτι σε λυπῶ λύχνον καίων“. διεβέβλητο γὰρ ὡς λωποδυτῶν νύκτωρ ὁ Πυθέας. Dem. VI 30 XIX 46 καὶ μὴν ὅτι γ' ὕδωρ ἐπετήδευεν πίνειν, ἵν' ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολόγηται. παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτ' ἐκ τῆς ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτ' ἔλεγεν. ἐποίει δὲ τοῦτο δι' αἰτίαν τοιαύτην· ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώθει κινεῖν· ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ, καὶ οὕτως τῷ δέει τῆς πληγῆς ἠδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος σχήματος.

8 Ἀναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλήνων καὶ τῶν Ἀθηναίων πράγματα, ὅτ' ἐπὶ τὸ δημαγωγεῖν ἦλθε Δημοσθένης. Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοιωτίας μάχῃ νικήσαντες αὐτοὶ προῆλθον εἰς ἰσχύν, καὶ μετ' ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δ' οἱ Φωκεῖς ἔθνος ὅμορον τῇ | Βοιωτίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. 5 οὗτοι καταλαβόντες τὸν τοῦ Πυθίου ναὸν πλησίον ὄντ' ἐσύλησαν· ἀνθ' ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς. ἐπολέμουν δὲ καὶ Ἀθηναῖοι τὸν συμμαχικὸν κληθέντα πόλεμον· Χῖοι γὰρ καὶ Ῥόδιοι καὶ Βυζάντιοι πάλαι ποτ' ὄντες ὑπήκοοι τῶν Ἀθηναίων, τότε μετ' ἀλλήλων συστάντες καὶ συμμαχίαν ποιησάμενοι, πρὸς αὐτοὺς ἐπολέμουν. καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη διῄρητο, Ἀθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θηβαίων πρὸς Φωκέας καὶ Λα-

---

2 cf. Plut. Dem. c. 8 et 11   4 *εἶπεν* om. m   5 *γ'* Schaefer: *τε* FOm   6 *παρέχηται μᾶλλον* m   8 *ἀπήρτηται* m   10 *εἰώθει τὸν ὦμον* m   16 *λέκτροις* F (et B^1) | *τῆς*] *τοῖς* O   17 *μάχην* O | *αὐτοὶ* Felicianus: *αὐτοῖς* Fm *αὐτοὺς* O | *προῆλθον* mg. Mor.: *παρῆλθον* FOm | *εἰς* om. O   19 *Βοιωτίᾳ* Wolf: *εὐβοίαι* FOm   20 *δὲ καταλ.* Fm   24 *τῶν* add. m | *συστάντες μετ' ἀλλήλων* O   27 *εἰρημένους* O | *καὶ* ante *Λακ.* om. F

κεδαιμονίων πρὸς Πελοποννησίους. κατὰ δὲ τοῦτον τὸν καιρὸν 9 *Φίλιππος ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρῆλθεν. Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξανδρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας πρὸς Ἰλλυριοὺς μαχόμενος· Φίλιππος δ' ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δ' ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρᾳ καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν. Ἀθηναῖοι δ' ἄρ' ἕτερόν τινα, γένους μὲν ὄντα τοῦ βασιλικοῦ, φυγάδα δ' ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φίλιππος ἐπιθέμενος ἐνίκησε μάχῃ· καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ' εὔνοιαν τῆς πόλεως οὐδὲ δι' ἐπιείκειαν τρόπου . . .*

6 | *Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικανικόν, συμβουλευτικόν. τοῖν μὲν δυοῖν ἄκρος ἀγωνιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ συμβουλευτικοῦ· ἐπιδεικτικοὺς δ' οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν· πολὺ γὰρ τῆς ἐκείνου δυνά-*

---

5 *πρεσβύτατος* G. H. Schaefer: *πρεσβύτερος* FOm 10 *γένος* F 11 *βασιλείαν* vulgo: *βασιλέα* FOm cf. Diod. XVI 2, unde haec sumpta videntur 14 *δι'* om. O 15 *τοῦ τρόπου* O | lacunam indicavit Augerus, *ἀλλὰ δι' ἐπικράτειαν* add. m, quod pugnat cum Libanii verbis orat. ad Theod. I 663 (II 431, 13 Foer.) quae attulit Voemel: *ἀλλὰ μὴν πρός γε τὴν δοκοῦσαν Φιλίππου φιλανθρωπίαν περὶ τοὺς ἁλόντας Ἀθηναίων, ὅτ' Ἀργαῖον κατῆγον, οὐ χαλεπὸν ἀντειπεῖν, ὡς οὐκ εἴη τοῦτο φιλανθρωπία. τοῦ θεραπεύειν γὰρ Ἀθηναίους ἀνάγκην ἔχων τὴν ἀσθένειαν αὐτοῦ, οὓς ἡδέως ἂν ἐκόλασεν, ἄκων ἀφῆκε τὸ μηδὲν παρ' Ἀθηναίων ὕστερον παθεῖν ὠνούμενος.* Fortasse ⟨*ἀλλὰ δι' ἀσθένειαν αὐτοῦ, τὸ μηδὲν παρ' Ἀθηναίων ὕστερον παθεῖν ὠνούμενος*⟩ | *ΠΕΡΙ ΤΩΝ ΜΕΡΩΝ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ* inscribit O 16 *συμβουλευτικὸν καὶ δικανικὸν* O 17 *τοῖς* O | *μὲν οὖν* Mor. | cf. Syrian. II 9, 7 Rab. 18 *τοῦ* quod post *καὶ* Dindorf addidit om. FOm; cf. Gött. gel. Anz. 1901 p. 121 sq. | *λόγους αὐτοῦ* O 20 *τῆς* om. m

μεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγομεν, ἀλλὰ de Dem c. 44 p. 1095 R *καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημοσθένης ὡμολόγηται· οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ' ἐκείνου ῥηθέντα, πάνυ φαύλως καὶ ἀσθενῶς ἔχοντα. τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτ' ἔχουσιν ἐπίγραμμα, συμβουλευτικοί, οἱ δ' οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δ' ἐπιγράφονται, ἐκ τοῦ περὶ τῶν ⟨τοῦ Φιλίππου⟩ πραγμάτων εἰρῆσθαι τὴν κλῆσιν λαχόντες. καὶ τῶν Φιλιππικῶν ἕκαστος ἰδίαν τιν' ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα.*

---

2 *καὶ* om. O   6 *συμβουλευτικὸς* O   7 *δ'* Sauppe: *δὲ οἵδε* FOm   8 *τοῦ Φιλίππου* add. Mor.   10 *τῶν* om. O

ΦΙΛΙΠΠΙΚΟΙ

I

ΟΛΥΝΘΙΑΚΟΣ Α

ΛΙΒΑΝΙΟΥ ΥΠΟΘΕΣΙΣ

Ὄλυνθος ἦν πόλις ἐπὶ Θρᾴκης, Ἑλληνικὸν δὲ ταύτῃ τῶν
ἐνοικούντων τὸ γένος, ἀπὸ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ· ἡ δὲ
7 *Χαλκὶς Ἀθηναίων ἄποικος.* | *πολλοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς*
Ὀλύνθου· Ἀθηναίοις τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλή-
νων τὸ παλαιὸν καὶ αὖθις Λακεδαιμονίοις· χρόνῳ τ' εἰς δύ-
ναμιν προῆλθε μεγάλην καὶ τῶν συγγενῶν πόλεων ἐπῆρχεν·
ἦν γὰρ ἐπὶ Θρᾴκης πολύ τι γένος Χαλκιδικόν. Φιλίππῳ δὲ 2
τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύνθιοι ποιησάμενοι,
καὶ πολεμοῦντες μετ' αὐτοῦ πρὸς Ἀθηναίους τὸ κατ' ἀρχάς,
καὶ τοῦτο μὲν Ἀνθεμοῦντα παρὰ τοῦ Μακεδόνος εἰληφότες,
πόλιν ἀμφισβητήσιμον Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ Πο-
τείδαιαν, ἣν Ἀθηναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος
Ὀλυνθίοις παρέδωκεν, ὕστερον ὑποπτεύειν ἤρξαντο τὸν βασι-
λέα, ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν, οὐ πιστὴν
δὲ τὴν γνώμην. ἀποδημοῦντα δὲ τηρήσαντες αὐτόν, πέμψαντες
πρέσβεις πρὸς Ἀθηναίους κατελύσαντο τὸν πρὸς αὐτοὺς πό-
λεμον, ποιοῦντες τοῦτο παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιπ-
πον· συνετέθειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους,

---

1 *θράικην* F | *ταύτην* F 6 *ἐπῆρχεν* F: *ὑπερεῖχεν* Y (*ἔσχεν* mg.) m 7 *τι* om. Y 13 *ὕστερον δὲ* Y 15 *δὲ* om. Y *οὖν* s. v. addito

3 κἂν ἄλλο τι δόξῃ, κοινῇ σπείσασθαι. ὁ δὲ Φίλιππος πάλαι μὲν προφάσεως ἐπ' αὐτοὺς δεόμενος, τότε δὲ ταύτην λαβών, ὡς τὰς συνθήκας παραβεβηκόσι καὶ πρὸς τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις πόλεμον ἐπήνεγκεν. οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας περὶ βοηθείας, οἷς ὁ Δημοσθένης συναγορεύει, βοηθεῖν κελεύων τοῖς Ὀλυνθίοις. καί φησι τὴν Ὀλυνθίων σωτηρίαν ἀσφάλειαν τῶν Ἀθηναίων εἶναι· σῳζομένων γὰρ τῶν Ὀλυνθίων οὐδέποθ' ἥξειν εἰς τὴν Ἀττικὴν Φίλιππον, ἀλλὰ τοῖς Ἀθηναίοις ἐξουσίαν ἔσεσθαι πλεῖν ἐπὶ τὴν Μακεδονίαν κἀκεῖ ποιεῖσθαι | τὸν πόλεμον· εἰ δ' ὑπὸ Φιλίππῳ γένοιθ' ἡ πόλις αὕτη, ἀνεῖσθαι τὴν ἐπὶ τὰς Ἀθήνας ὁδὸν τῷ βασιλεῖ. φησὶ δὲ δύσμαχον εἶναι τὸν Φίλιππον οὐχ ὡς ὑπείληπται, θαρσύνων ἐπ' αὐτὸν τοὺς Ἀθηναίους. 8

4 Διείλεκται δὲ καὶ περὶ τῶν δημοσίων χρημάτων, συμβουλεύων αὐτὰ ποιῆσαι στρατιωτικὰ ἀντὶ θεωρικῶν. καὶ τὸ ἔθος οὐ πρόδηλον ὄν, ᾧ ἐχρῶνθ' οἱ Ἀθηναῖοι, ἀνάγκη σαφηνίσαι. οὐκ ὄντος τὸ παλαιὸν θεάτρου λιθίνου παρ' αὐτοῖς, ἀλλὰ ξυλίνων συμπηγνυμένων ἰκρίων, καὶ πάντων καταλαμβάνειν τόπον σπευδόντων, πληγαί τ' ἐγίνοντο καί που καὶ τραύματα. τοῦτο κωλῦσαι βουληθέντες οἱ προεστῶτες τῶν Ἀθηναίων ὠνητοὺς ἐποιήσαντο τοὺς τόπους, καὶ ἕκαστον ἔδει [διδόναι] δύ' ὀβολοὺς καταβαλόντα θέαν ἔχειν. ἵνα δὲ μὴ δοκῶσιν οἱ πένητες τῷ ἀναλώματι λυπεῖσθαι, ἐκ τοῦ δημοσίου λαμβάνειν ἕκαστον ἐτάχθη τοὺς δύ' ὀβολούς. ἐντεῦθεν μὲν οὖν τὸ ἔθος

---

3 τὰς μὲν Y 6 post τοῖς del. ἀθηναίοις Y 7 αὐτῶν ἀθ. m | εἶναι τῶν ἀθηναίων Y 8 γὰρ] δὲ F 10 γένηται m 11 τὰς ἀθήνας Y rec.: τοὺς ἀθηναίους F Y^1 m 12 δ' οὐ Lambinus δ' οὐδὲ Blass | δυσμάχητον Y | οὐχ ὡς Felicianus: οὕτως FYm οὕτως ὡς exemplar Italum apud Wolfium 14 $\overset{\text{χρη}}{\text{πραγμάτων}}$ Y^1 15 ποιῆσαι αὐτὰ Fm 16 ὃν om. Y | ᾧ] ὃ ut videtur Y^1 | ἀνάγκη οὖν Y rec. | σαφ. ταῦτα Y (τοῦτο Y rec.) 18 τὸν τόπον Y 19 ἐγίγνοντο m 20 τῶν om. Y 21 sq. διδόναι . . 22 ὀβολοὺς καὶ libri, verbum delevi et καταβαλόντα cum Feliciano scripsi: βαλόντα (βάλλοντα F) 23 λυπεῖσθαι τῷ ἀναλ. Y

ἤρξατο, προῆλθε δ᾽ εἰς τοῦτο, ὥστ᾽ οὐκ εἰς τοὺς τόπους μόνον
ἐλάμβανον, ἀλλ᾽ ἁπλῶς πάντα τὰ δημόσια χρήματα διενέμοντο.
ὅθεν καὶ περὶ τὰς στρατείας ὀκνηροὶ κατέστησαν. πάλαι μὲν 5
γὰρ στρατευόμενοι μισθὸν παρὰ τῆς πόλεως ἐλάμβανον, τότε
δ᾽ ἐν ταῖς θεωρίαις καὶ ταῖς ἑορταῖς οἴκοι μένοντες διενέμοντο
τὰ χρήματα· οὐκέτ᾽ οὖν ἤθελον ἐξιέναι καὶ κινδυνεύειν, ἀλλὰ
καὶ νόμον ἔθεντο περὶ τῶν θεωρικῶν τούτων χρημάτων, θάνατον
ἀπειλοῦντα τῷ γράψαντι μετατεθῆναί τε ταῦτ᾽ εἰς τὴν
ἀρχαίαν τάξιν καὶ γενέσθαι στρατιωτικά. διὸ Δημοσθένης εὐλαβῶς
ἅπτεται τῆς περὶ τούτου συμβουλῆς, καὶ ὑπερωτήσας
9 ἑαυτὸν ὅτι „σὺ γράφεις ταῦτ᾽ εἶναι στρατιωτικά;“ | ἐπιφέρει I 19
„μὰ Δί᾽ οὐκ ἔγωγε“. ταῦτα μὲν περὶ τῶν θεωρικῶν.

Διείλεκται δ᾽ ὁ ῥήτωρ καὶ περὶ πολιτικῆς δυνάμεως, ἀξιῶν 6
αὐτοὺς στρατεύεσθαι, καὶ μὴ διὰ ξένων, ὥσπερ εἰώθεσαν, ποιεῖσθαι
τὴν βοήθειαν· τοῦτο γὰρ αἴτιον εἶναί φησι τοῦ τὰ πράγματ᾽
ἀπόλλυσθαι.

Ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων ὑμᾶς 1
ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν Prooem. I
τῇ πόλει περὶ ὧν νυνὶ σκοπεῖτε. ὅτε τοίνυν τοῦθ᾽ οὕτως
ἔχει, προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων
συμβουλεύειν· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος
ἥκει τις, τοῦτ᾽ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ
τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ
τοῦ παραχρῆμ᾽ ἐνίοις ἂν ἐπελθεῖν εἰπεῖν, ὥστ᾽ ἐξ ἁπάντων
ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.
Ὁ μὲν οὖν παρὼν καιρὸς ὦ ἄνδρες Ἀθηναῖοι μόνον 2
οὐχὶ λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκεί-

---

1 τοὺς τόπους Y: τοῦτο Fm 5 καὶ F: καὶ ἐν Y ἢ m 7 καὶ om. F 8 τε ταῦτα Fm: τε αὐτὰ Y 9 διὸ: διὸ ὁ Fm διὰ ταῦτο ὁ Y 10 sq. ὑπηρώτησεν … καὶ ἐπιφ. Y 12 τοσαῦτα Y 15 φησι Y: ἔφη Fm 18 ἂν om. S 19 ὅτε] ὅτι S rec.

νων αὐτοῖς ἀντιληπτέον ἐστίν, εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν
φροντίζετε· ἡμεῖς δ' οὐκ οἶδ' ὅντινά μοι δοκοῦμεν
ἔχειν τρόπον πρὸς αὐτά. ἔστι δὴ τά γ' ἐμοὶ δοκοῦντα,
ψηφίσασθαι μὲν ἤδη τὴν βοήθειαν, καὶ παρασκευάσασθαι
τὴν ταχίστην ὅπως ἐνθένδε βοηθήσετε (καὶ μὴ
πάθητε ταὐτὸν ὅπερ καὶ πρότερον), πρεσβείαν δὲ πέμ|πειν,
3 ἥτις ταῦτ' ἐρεῖ καὶ παρέσται τοῖς πράγμασιν· ὡς **10**
ἔστι μάλιστα τοῦτο δέος, μὴ πανοῦργος ὢν καὶ δεινὸς
ἅνθρωπος πράγμασι χρῆσθαι, τὰ μὲν εἴκων, ἡνίκ' ἂν
τύχῃ, τὰ δ' ἀπειλῶν (ἀξιόπιστος δ' ἂν εἰκότως φαίνοιτο),
τὰ δ' ἡμᾶς διαβάλλων καὶ τὴν ἀπουσίαν τὴν ἡμετέραν,
τρέψηται καὶ παρασπάσηταί τι τῶν ὅλων πραγμάτων.
4 οὐ μὴν ἀλλ' ἐπιεικῶς ὦ ἄνδρες Ἀθηναῖοι τοῦθ' ὃ δυσμαχώτατόν
ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον
ὑμῖν· τὸ γὰρ εἶναι πάντων ἐκεῖνον ἕν' ὄντα κύριον, καὶ
ῥητῶν καὶ ἀπορρήτων, καὶ ἅμα στρατηγὸν καὶ δεσπότην
καὶ ταμίαν, καὶ πανταχοῦ αὐτὸν παρεῖναι τῷ στρατεύματι,
πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν
πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς
ἂν ἐκεῖνος ποιήσαιθ' ἅσμενος πρὸς Ὀλυνθίους, ἐναντίως
5 ἔχει. δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις, ὅτι νῦν οὐ περὶ
δόξης οὐδ' ὑπὲρ μέρους χώρας πολεμοῦσιν, ἀλλ' ἀναστάσεως
καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, καὶ ἴσασιν ἅ τ'

---

2 μοι]ι in ras. F rec.   4 παρασκευά$\overset{\zeta\varepsilon}{\sigma\alpha}$σθαι F   5 βοηθήσετε Palatinus 142: βοηθήσητε SF | parenthesin statuit Doederlein   9 ἅνθρωπος Bekker: ἄνθρωπος SF   10 ἀξιόπιστα γρ. S rec. γρ. F mg.   12 τρέψηται]αι in ras. F^1 ἀνατρέψῃ τε Dobree coll. XXV 28 κλέψητε Holzinger, Cobet εὐτρεπίσηται Bake τρέψηται καὶ secl. Blass   17 αὐτὸν πανταχοῦ Benseler   18 τὸ om. S   20 ποιήσαιτο γρ. S rec. γρ. F mg. Hermog. III 285 W. (303, 18 R.): ποιήσηται S^1 F^1 22 οὐδ' ὑπὲρ] incipit antiqua manus U

*Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν
καὶ Πυδναίων τοὺς ὑποδεξαμένους· καὶ ὅλως ἄπιστον
οἶμαι ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν ὅμορον
χώραν ἔχωσι. ταῦτ' οὖν ἐγνωκότας ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι* 6
*καὶ τἄλλ' ἃ προσήκει πάντ' ἐνθυμουμένους φημὶ
δεῖν ἐθελῆσαι καὶ παροξυνθῆναι καὶ τῷ πολέμῳ προσέχειν
εἴπερ ποτὲ καὶ νῦν, χρήματ' εἰσφέροντας προθύμως
καὶ αὐτοὺς ἐξιόντας καὶ μηδὲν ἐλλείποντας. οὐδὲ γὰρ
λόγος οὐδὲ σκῆψις ἔθ' ὑμῖν τοῦ μὴ τὰ δέοντα ποιεῖν
ἐθέλειν ὑπολείπεται. νυνὶ γὰρ ὃ πάντες ἐθρυλεῖτε τέως,* 7
11 *Ὀλυνθίους ἐκπολεμῶσαι δεῖν | Φιλίππῳ, γέγονεν αὐτόματον,
καὶ ταῦθ' ὡς ἂν ὑμῖν μάλιστα συμφέροι. εἰ μὲν
γὰρ ὑφ' ὑμῶν πεισθέντες ἀνείλοντο τὸν πόλεμον, σφαλεροὶ
σύμμαχοι καὶ μέχρι του ταῦτ' ἂν ἐγνωκότες ἦσαν
ἴσως· ἐπειδὴ δ' ἐκ τῶν πρὸς αὐτοὺς ἐγκλημάτων μισοῦσιν,
βεβαίαν εἰκὸς τὴν ἔχθραν αὐτοὺς ὑπὲρ ὧν φοβοῦνται
καὶ πεπόνθασιν ἔχειν. οὐ δεῖ δὴ τοιοῦτον ὦ ἄνδρες* 8
*Ἀθηναῖοι παραπεπτωκότα καιρὸν ἀφεῖναι, οὐδὲ παθεῖν
ταὔθ' ὅπερ ἤδη πολλάκις πρότερον πεπόνθατε. εἰ γὰρ
ὅθ' ἥκομεν Εὐβοεῦσιν βεβοηθηκότες καὶ παρῆσαν Ἀμφιπολιτῶν
Ἱέραξ καὶ Στρατοκλῆς ἐπὶ τουτὶ τὸ βῆμα, κελεύοντες
ἡμᾶς πλεῖν καὶ παραλαμβάνειν τὴν πόλιν, τὴν
αὐτὴν παρειχόμεθ' ἡμεῖς ὑπὲρ ἡμῶν αὐτῶν προθυμίαν*

---

5 *τἄλλα προσ.* S 7 *εἰσφέροντα* F^1 10 *ἐθρυλεῖτε τέως* Sauppe: *ἐθρυλεῖτε ὡς* SFU *ἐθρύλουν τέως* Reiske (*γρ.* F?) *ἐθρύλλουν τε γρ.* S mg. rec. 11 *ἐκπολεμῶσαι* S corr. FU: *ἐκπολεμῆσαι* S^1 et exemplaria *Ἀττικιανά* (Harpocr. s. v. *ἐκπολεμῶσαι*), cf. III 7 | *δεῖν* S (teste Rabe) F^1U^1 et U^3: *δεῖ* F corr. U^2 13 *ἡμῶν* F 14 *ταὐτὰ* Reiske Guttentag 17 *δὴ δεῖ* S corr. U corr. 20 *παρῆσαν* Dobree: *παρῇσαν* SFU 22 *ἡμᾶς*] incipit antiqua manus A | *ἡμᾶς* A: *ὑμᾶς* SU *η* s. *υ* F 23 *καὶ ὑπὲρ* U

ἥνπερ ὑπὲρ τῆς Εὐβοέων σωτηρίας, εἴχετ' ἂν Ἀμφίπολιν
τότε καὶ πάντων τῶν μετὰ ταῦτ' ἂν ἦτ' ἀπηλλαγμένοι
9 πραγμάτων. καὶ πάλιν ἡνίκα Πύδνα, Ποτείδαια, Μεθώνη,
Παγασαί, τἆλλ', ἵνα μὴ καθ' ἕκαστα λέγων διατρίβω,
πολιορκούμεν' ἀπηγγέλλετο, εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ
προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι
καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ.
νῦν δὲ τὸ μὲν παρὸν αἰεὶ προϊέμενοι, τὰ δὲ μέλλοντ'
αὐτόματ' οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν ὦ ἄνδρες
Ἀθηναῖοι Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον,
ἡλίκος οὐδείς πω βασιλεὺς γέγονε Μακεδονίας. νυνὶ δὴ
καιρὸς ἥκει τις οὗτος ὁ τῶν Ὀλυνθίων αὐτόματος τῇ
πόλει, ὃς οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων.
10 καὶ ἔμοιγε δοκεῖ τις ἂν ὦ ἄνδρες Ἀθηναῖοι δίκαιος λογιστὴς
| τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων καταστάς, **12**
καίπερ οὐκ ἐχόντων ὡς δεῖ πολλῶν, ὅμως μεγάλην ἂν
ἔχειν αὐτοῖς χάριν εἰκότως· τὸ μὲν γὰρ πόλλ' ἀπολωλεκέναι
κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις
θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι πεφηνέναι
τέ τιν' ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν
Prooem. XLI 3 βουλώμεθα χρῆσθαι, τῆς παρ' ἐκείνων εὐνοίας εὐεργέτημ'
11 ἂν ἔγωγε θείην. ἀλλ' οἶμαι παρόμοιόν ἐστιν ὅπερ
καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως· ἂν μὲν γάρ, ὅσ' ἂν
τις λάβῃ, καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν,

---

4 ἕκαστον Pal. 1 Hermog. III 415 (427, 9 R.) 5 τὸ πρῶτον U^1 6 αὐτοί del. Zander 7 νυνὶ A 8 ἀεὶ AU | τὸ δὲ μέλλον τε U^1 11 πώποτε γρ. S mg. rec. γρ. F | νυνὶ δὴ F: νῦν ἤδη S νυνὶ δὲ AU νυνὶ δὲ δὴ G. H. Schaefer 12 ὁ τῶν Ὀλ. del. Valckenaer 13 πρότερον SF^{2}U^2 15 ὑμῖν U | ὑπηργμένων γρ. S rec. γρ. FAU: ὑπηρετημένων SF 17 ἄν τις ἀμελείας Hermog. III 282 (300, 9 R.) 18 τὸν om. S 20 τέ s. v. A^2 22 ὅπερ del. Blass ὥσπερ Dobree

ἂν δ' ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τὴν
χάριν. καὶ περὶ τῶν πραγμάτων οὕτως· οἱ μὴ χρησάμενοι
τοῖς καιροῖς ὀρθῶς, οὐδ' εἰ συνέβη τι παρὰ τῶν θεῶν
χρηστὸν μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν
ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται. διὸ καὶ σφόδρα
δεῖ τῶν λοιπῶν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι φροντίσαι, ἵνα
ταῦτ' ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις
ἀδοξίαν ἀποτριψώμεθα. εἰ δὲ προησόμεθ' ὦ ἄνδρες 12
Ἀθηναῖοι καὶ τούτους τοὺς ἀνθρώπους, εἶτ' Ὄλυνθον
ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοί, τί τὸ κωλῦον
ἔτ' αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται. ἆρα λογίζεταί
τις ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι καὶ θεωρεῖ τὸν τρόπον, δι'
ὃν μέγας γέγονεν, ἀσθενὴς ὢν τὸ κατ' ἀρχὰς Φίλιππος;
τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν
Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη· μετὰ 13
ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθ' ὃν ἐβούλετ'
18 εὐτρεπίσας τρόπον | ᾤχετ' εἰς Θρᾴκην· εἶτ' ἐκεῖ τοὺς
μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησεν·
πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλ'
εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν. τὰς δ' ἐπ' Ἰλλυριοὺς καὶ
Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι
παραλείπω στρατείας.

1 τὸ S¹ ex quo $\overset{\text{ὁ}}{\text{τῶ}}$ factum est | τὴν χάριν SF: del. Cobet τῇ τύχῃ ante τὴν χάριν add. γρ. S mg. rec. F s. v. et γρ. mg., AU 3 τοῦ θεοῦ U 5 πρὶν ὑπαρξάντων S: προϋπαρξάντων FAU | ὡς τὰ πολλὰ ante κρίνεται add. S rec. s. v. F s. v., AU 6 ὑμᾶς SAFU: ἡμᾶς vulgo | $\overset{\text{ζειν}}{\text{φροντίσαι}}$ F 11 ἔσται αὐτὸν U | βούλοιτο U | ἆρά γε FA 13 κατὰ τὴν ἀρχὴν U mg. | ὁ φίλ. AU 17 ἐς S 19 ῥᾴσας Herwerden: ῥαίσας SFAU 21 ἀρύββαν S¹F¹A (cf. C. I. A. II 115): ἀρύμβαν S²F²U 22 στρατιάς S¹A

14 „Τί οὖν“ ἄν τις εἴποι „ταῦτα λέγεις ἡμῖν νῦν;“ ἵνα
γνῶτ' ὦ ἄνδρες Ἀθηναῖοι καὶ αἴσθησθ' ἀμφότερα, καὶ
τὸ προΐεσθαι καθ' ἕκαστον αἰεί τι τῶν πραγμάτων ὡς
ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην ᾗ χρῆται καὶ συζῇ
Φίλιππος, ὑφ' ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις
ἡσυχίαν σχήσει. εἰ δ' ὁ μὲν ὡς αἰεί τι μεῖζον τῶν
ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δ' ὡς
οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων,
15 σκοπεῖσθ' εἰς τί ποτ' ἐλπὶς ταῦτα τελευτῆσαι. πρὸς θεῶν,
τίς οὕτως εὐήθης ἐστὶν ὑμῶν ὅστις ἀγνοεῖ τὸν ἐκεῖθεν
πόλεμον δεῦρ' ἥξοντα, ἂν ἀμελήσωμεν; ἀλλὰ μήν, εἰ
τοῦτο γενήσεται, δέδοικ' ὦ ἄνδρες Ἀθηναῖοι μὴ τὸν
αὐτὸν τρόπον ὥσπερ οἱ δανειζόμενοι ῥᾳδίως ἐπὶ τοῖς
μεγάλοις [τόκοις] μικρὸν εὐπορήσαντες χρόνον ὕστερον
καὶ τῶν ἀρχαίων ἀπέστησαν, οὕτως καὶ ἡμεῖς [ἂν] ἐπὶ
πολλῷ φανῶμεν ἐρρᾳθυμηκότες, καὶ ἅπαντα πρὸς ἡδονὴν
ζητοῦντες, πολλὰ καὶ χαλεπὰ ὧν οὐκ ἠβουλόμεθ' ὕστερον
εἰς ἀνάγκην ἔλθωμεν ποιεῖν, καὶ κινδυνεύσωμεν περὶ τῶν
ἐν αὐτῇ τῇ χώρᾳ.

16 Τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ
παντὸς εἶναι, τὸ δ' ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν
ἀποφαίνεσθαι, τοῦτ' εἶναι συμβούλου. ἐγὼ δ' οὐκ
ἀγνοῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοῦθ', ὅτι πολ|λάκις 14
ὑμεῖς οὐ τοὺς αἰτίους, ἀλλὰ τοὺς ὑστάτους περὶ τῶν
πραγμάτων εἰπόντας ἐν ὀργῇ ποιεῖσθε, ἄν τι μὴ κατὰ

---

1 ἄν τις εἴποι A: τις ἂν εἴποι SFU; del. Cobet 3 ἀεὶ AU 4 συνζῇ A^1 6 ἀεί AU 7. ὅτι δεῖ A 8 τῶν πραγμάτων ἀντιλ. ἐρρωμένως U^1 | σκοπεῖσθ'] τε S mg. rec. σκοπεῖτε vulgo 10 ἐστὶν εὐήθης AU | verba εὐήθης usque ad II 16 (κο)πτόμενοι in A perierunt | ἡμῶν U^2 14 μεγάλοις τόκοις SFU: τόκοις om. Priscian. XVIII 295 del. L. Spengel 15 ἂν om. Pal. 104; del. Dobree 16 ἅπαντα] ἅπαν τὸ U

γνώμην ἐκβῇ· οὐ μὴν οἶμαι δεῖν τὴν ἰδίαν ἀσφάλειαν
σκοποῦνθ' ὑποστείλασθαι περὶ ὧν ὑμῖν συμφέρειν
ἡγοῦμαι. φημὶ δὴ διχῇ βοηθητέον εἶναι τοῖς πράγμασιν 17
ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς
τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν
ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις
ἑτέροις· εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ
μὴ μάταιος ἡμῖν ἡ στρατεία γένηται. εἴτε γὰρ ὑμῶν τὴν 18
ἐκείνου κακῶς ποιούντων, ὑπομείνας τοῦτ' Ὄλυνθον
παραστήσεται, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἐλθὼν ἀμυνεῖται·
εἴτε βοηθησάντων μόνον ὑμῶν εἰς Ὄλυνθον, ἀκινδύνως
ὁρῶν ἔχοντα τὰ οἴκοι προσκαθεδεῖται καὶ προσεδρεύσει
τοῖς πράγμασι, περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων.
δεῖ δὴ πολλὴν καὶ διχῇ τὴν βοήθειαν εἶναι.

Καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω· περὶ δὲ 19
χρημάτων πόρου, ἔστιν ὦ ἄνδρες Ἀθηναῖοι χρήμαθ'
ὑμῖν, ἔστιν ὅσ' οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά·
ταῦτα δ' ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε. εἰ
μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε, οὐδενὸς
ὑμῖν προσδεῖ πόρου, εἰ δὲ μή, προσδεῖ, μᾶλλον δ' ἅπαντος
ἐνδεῖ τοῦ πόρου. „τί οὖν;“ ἄν τις εἴποι, „σὺ γράφεις
ταῦτ' εἶναι στρατιωτικά;“ μὰ Δί' οὐκ ἔγωγε. ἐγὼ 20
μὲν γὰρ ἡγοῦμαι στρατιώτας δεῖν κατασκευασθῆναι καὶ
ταῦτ' εἶναι στρατιωτικά, καὶ μίαν σύνταξιν εἶναι τὴν
αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα, ὑμεῖς

---

1 οἶμαι γε U 4 καὶ in ras. S a m. recentissima 8 στρατιὰ S^1F | ὑμῶν ⟨μόνον⟩ Cobet (post Reiskium) 10 οἰκίαν F | ἀμύνεται S^1 13 καὶ περιέσται U 14 δὴ] δὲ F 16 ἔστιν ὑμῖν (omisso ὑμῖν v. 17) Hermog. III 413 W. (425, 4 R.) 17 οὐδέσι Dindorf | στρατιωτικά del. Bake 20 δὲ παντὸς U 23 sq. καὶ . . . στρατιωτικά del. Dobree 24 ταῦτ' del. Bekker cf. Meiser in Fleckeiseni ann. 1874, 706

δ' οὕτω πως ἄνευ πραγμάτων λαμβάνειν εἰς τὰς ἑορτάς.
ἔστι δὴ | λοιπὸν οἶμαι πάντας εἰσφέρειν, ἂν πολλῶν δέῃ,
πολλά, ἂν ὀλίγων, ὀλίγα. δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων
οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων. λέγουσι δὲ καὶ ἄλλους
τινὰς ἄλλοι πόρους, ὧν ἕλεσθ' ὅστις ὑμῖν συμφέρειν δοκεῖ·
καὶ ἕως ἐστὶ καιρός, ἀντιλάβεσθε τῶν πραγμάτων.

21 Ἄξιον δ' ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματ'
ἐν ᾧ καθέστηκε νυνὶ τὰ Φιλίππου. οὔτε γάρ, ὡς δοκεῖ
καὶ φήσειέ τις ἂν μὴ σκοπῶν ἀκριβῶς, εὐτρεπῶς οὐδ'
ὡς ἂν κάλλιστ' αὐτῷ τὰ παρόντ' ἔχει, οὔτ' ἂν ἐξήνεγκε
τὸν πόλεμόν ποτε τοῦτον ἐκεῖνος, εἰ πολεμεῖν ᾠήθη
δεήσειν αὐτόν, ἀλλ' εὐθέως ἐπιὼν ἅπαντα τότ' ἤλπιζε τὰ
πράγματ' ἀναιρήσεσθαι, κᾆτα διέψευσται. τοῦτο δὴ πρῶτον
αὐτὸν ταράττει παρὰ γνώμην γεγονὸς καὶ πολλὴν
22 ἀθυμίαν αὐτῷ παρέχει, εἶτα τὰ τῶν Θετταλῶν. ταῦτα
γὰρ ἄπιστα μὲν ἦν δήπου φύσει καὶ αἰεὶ πᾶσιν ἀνθρώποις,
κομιδῇ δ', ὥσπερ ἦν, καὶ ἔστι νῦν τούτῳ. καὶ γὰρ
Παγασὰς ἀπαιτεῖν αὐτόν εἰσιν ἐψηφισμένοι, καὶ Μαγνησίαν
κεκωλύκασι τειχίζειν. ἤκουον δ' ἔγωγέ τινων, ὡς
οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ
καρποῦσθαι· τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων
δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνειν. εἰ δὲ τούτων
ἀποστερήσεται τῶν χρημάτων, εἰς στενὸν κομιδῇ τὰ τῆς
23 τροφῆς τοῖς ξένοις αὐτῷ καταστήσεται. ἀλλὰ μὴν τόν
γε Παίονα καὶ τὸν Ἰλλυριὸν καὶ ἁπλῶς τούτους ἅπαντας
ἡγεῖσθαι χρὴ αὐτονόμους ἥδιον ἂν καὶ ἐλευθέρους ἢ

1 λαμβάνετε U 3 δὲ SFU^1 δὴ U^2 4 sq. τινες ἄλλους πόρους U 10 ἔχει Aug. 3^1: ἔχῃ SF ἔχοι U 12 εὐθέως Fox: ὡς SFU 13 καταδιέψευσται S^{1}F 16 μὲν ἤδη που φύσει που U | ἀεὶ U 17 δ' om. U 23 ἀποστερήσεται Y suppl.: ἀποστερηθήσεται SFU 25 τούτους] τοὺς U

*δούλους εἶναι· καὶ γὰρ ἀήθεις τοῦ κατακούειν τινός
εἰσιν, καὶ ἅνθρωπος ὑβριστής, ὥς φασιν. καὶ μὰ Δί'
16 οὐδὲν ἄπιστον ἴσως· τὸ γὰρ | εὖ πράττειν παρὰ τὴν ἀξίαν
ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται, διόπερ
πολλάκις δοκεῖ τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι
χαλεπώτερον εἶναι. δεῖ τοίνυν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι* 24
*τὴν ἀκαιρίαν τὴν ἐκείνου καιρὸν ὑμέτερον νομίσαντας
ἑτοίμως συνάρασθαι τὰ πράγματα, καὶ πρεσβευομένους
ἐφ' ἃ δεῖ, καὶ στρατευομένους αὐτοὺς καὶ παροξύνοντας
τοὺς ἄλλους ἅπαντας, λογιζομένους, εἰ Φίλιππος λάβοι
καθ' ἡμῶν τοιοῦτον καιρὸν καὶ πόλεμος γένοιτο πρὸς
τῇ χώρᾳ, πῶς ἂν αὐτὸν οἴεσθ' ἑτοίμως ἐφ' ὑμᾶς ἐλθεῖν;
εἶτ' οὐκ αἰσχύνεσθε, εἰ μηδ' ἃ πάθοιτ' ἄν, εἰ δύναιτ'
ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;*

Ἔτι τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι μηδὲ τοῦθ' ὑμᾶς λανθανέτω, 25
*ὅτι νῦν αἵρεσίς ἐστιν ὑμῖν, πότερ' ὑμᾶς ἐκεῖ
χρὴ πολεμεῖν ἢ παρ' ὑμῖν ἐκεῖνον. ἐὰν μὲν γὰρ ἀντέχῃ
τὰ τῶν Ὀλυνθίων, ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου
κακῶς ποιήσετε, τὴν ὑπάρχουσαν καὶ τὴν οἰκείαν
ταύτην ἀδεῶς καρπούμενοι· ἂν δ' ἐκεῖνα Φίλιππος λάβῃ,
τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν; Θηβαῖοι; μὴ λίαν* 26
*πικρὸν εἰπεῖν ᾖ, καὶ συνεισβαλοῦσιν ἑτοίμως. ἀλλὰ Φωκεῖς;
οἱ τὴν οἰκείαν οὐχ οἷοί τ' ὄντες φυλάττειν, ἐὰν μὴ
βοηθήσηθ' ὑμεῖς. ἢ ἄλλος τις; ἀλλ' ὦταν, οὐχὶ βουλήσεται.
τῶν ἀτοπωτάτων μέντἂν εἴη, εἰ ἃ νῦν ἄνοιαν*

---

1 *τοῦ κατα* habet S rec. in lac. 4 litt. (*τ . . ακουειν* S^1 teste Blassio; fuerit *τουακουειν*) 2 *ἅνθρωπος* Bekker: *ἄνθρωπος* SFU 6 *ἡμᾶς* Lex. Vindob. p. 165, 11 7 *ἡμέτερον* SF^1U 11 *ὑμῶν* Harleianus 12 *τὴν χώρᾱ* S^1U^1 | *ἡμᾶς* O 13 *μηδ'* vel (post Frankium) v. 14 *οὐ* del. Cobet coll. XXI 57 21 *αὐτὸν ἔτι* Lex. Vindob. p. 52, 19 | ⟨*οἳ*⟩ *μὴ* Baiter 22 *ἀλλ' οἱ* U^1 24 *ὑμεῖς ἢ ἄλλος τις.* interpunxit cum S^1F Blass (cf. rhet. Gr. IV 739, 26 W.)

ὀφλισκάνων ὅμως ἐκλαλεῖ, ταῦτα δυνηθεὶς μὴ πράξει.
27 ἀλλὰ μὴν ἡλίκα γ' ἐστὶν τὰ διάφορ' ἐνθάδ' ἢ 'κεῖ πολεμεῖν, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι. εἰ γὰρ ὑμᾶς δεήσειεν αὐτοὺς τριάκονθ' ἡμέρας μόνας ἔξω γενέσθαι, καὶ ὅσ' ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας | 17 λαμβάνειν, μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου λέγω, πλείον' ἂν οἶμαι ζημιωθῆναι τοὺς γεωργοῦντας ὑμῶν ἢ ὅσ' εἰς ἅπαντα τὸν πρὸ τοῦ πόλεμον δεδαπάνησθε. εἰ δὲ δὴ πόλεμός τις ἥξει, πόσα χρὴ νομίσαι ζημιώσεσθαι; καὶ πρόσεσθ' ἡ ὕβρις καὶ ἔθ' ἡ τῶν πραγμάτων αἰσχύνη, οὐδεμιᾶς ἐλάττων ζημία τοῖς γε σώφροσιν.

28 Πάντα δὴ ταῦτα δεῖ συνιδόντας ἅπαντας βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖσε τὸν πόλεμον, τοὺς μὲν εὐπόρους, ἵν' ὑπὲρ τῶν πολλῶν ὧν καλῶς ποιοῦντες ἔχουσι μίκρ' ἀναλίσκοντες τὰ λοιπὰ καρπῶνται ἀδεῶς, τοὺς δ' ἐν ἡλικίᾳ, ἵνα τὴν τοῦ πολεμεῖν ἐμπειρίαν ἐν τῇ Φιλίππου χώρᾳ κτησάμενοι φοβεροὶ φύλακες τῆς οἰκείας ἀκεραίου γένωνται, τοὺς δὲ λέγοντας, ἵν' αἱ τῶν πεπολιτευμένων αὐτοῖς εὔθυναι ῥᾴδιαι γένωνται, ὡς ὁποῖ' ἄττ' ἂν ὑμᾶς περιστῇ τὰ πράγματα, τοιοῦτοι κριταὶ καὶ τῶν πεπραγμένων αὐτοῖς ἔσεσθε. χρηστὰ δ' εἴη παντὸς εἵνεκα.

1 ἐγκαλεῖ F in ras. | πράξῃι SF¹ ut videtur 4 μόνας hab. U¹ s. v. 6 $\overset{\text{οὐ}}{\text{μη}}$δενὸς F, οὐ ab alt. m. | πλείον' Blass: πλέον SFU πλεῖο̣ν Syrian. II 191, 5 7 ὑμῶν U: ἡμῶν S $\overset{\text{υ}}{\text{ἡ}}$μῶν F 8 δεδαπανῆσθαι F¹ | δὴ om U 9 ζημιώσεσθα$\overset{\text{ε}}{\text{ί}}$ F 11 ζημίας U (non S) 14 ὧν] ἃ U 15 ἀδεῶς καρπῶνται U Syrianus 16 τῇ τοῦ vulgo (non F) 19 ὁποῖα ταν U¹ τινα superscr. U rec. 20 καὶ om. U 21 ἕνεκα U

In S F subscriptum est (versuum numerus in S a sec. manu)

ʼΟΛΥΝΘΙΑΚΌΣ Ā

$\overline{\mathrm{H}}\ \overline{\mathrm{H}}\ \overline{\boxed{\Delta}}\ \overline{\Delta}\ \overline{\Pi}$

28 X '14

II

ΟΛΥΝΘΙΑΚΟΣ Β

ΥΠΟΘΕΣΙΣ

Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων οἱ Ἀθηναῖοι, καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι· μέλλουσι δὲ περὶ τὴν ἔξοδον καὶ δεδιόσιν ὡς δυσπολεμήτου τοῦ Φιλίππου, παρελθὼν ὁ Δημοσθένης πειρᾶται θαρσύνειν τὸν δῆμον, ἐπιδεικνὺς ὡς ἀσθενῆ τὰ τοῦ Μακεδόνος πράγματα. καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον αὐτὸν εἶναί φησι καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ ἰσχυρόν· τοὺς γὰρ Μακεδόνας ἀσθενεῖς εἶναι καθ' ἑαυτούς.

18 *Ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν ὦ ἄνδρες Ἀθηναῖοι
δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην
τῇ πόλει, οὐχ ἥκιστα δ' ἐν τοῖς παροῦσι πράγμασιν·
τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι
καὶ χώραν ὅμορον καὶ δύναμίν τινα κεκτημένους, καὶ
τὸ μέγιστον ἁπάντων, τὴν ὑπὲρ τοῦ πολέμου γνώμην
τοιαύτην ἔχοντας, ὥστε τὰς πρὸς ἐκεῖνον διαλλαγὰς πρῶτον
μὲν ἀπίστους, εἶτα τῆς ἑαυτῶν πατρίδος νομίζειν
ἀνάστασιν, δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν
εὐεργεσίᾳ. δεῖ τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι τοῦτ' ἤδη* 2
*σκοπεῖν αὐτούς, ὅπως μὴ χείρους περὶ ἡμᾶς αὐτοὺς
εἶναι δόξομεν τῶν ὑπαρχόντων, ὡς ἔστι τῶν αἰσχρῶν,
μᾶλλον δὲ τῶν αἰσχίστων, μὴ μόνον πόλεων καὶ τόπων ὧν
ἦμέν ποτε κύριοι φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν
ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων καὶ καιρῶν.*

---

5 *ἀσθενεῖ* Y 6 *αὐτὸν ὕποπτον* Y | *ἰδίαν* FU m: *οἰκείαν* Y cf. or. § 13 16 *ἀνάστασιν εἶναι* F 18 prius *αὐτοὺς* del. vel cum c. Rehd. in *ἡμᾶς* mutat Dobree 19 *δόξομεν* Vat. 69 corr., Bekker: *δόξωμεν* SF 20 *μόνων* F^{1} 22 *καὶ* SF^{1}: *τε καὶ* F^{2} ut vid.

3 Τὸ μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι τὴν Φιλίππου ῥώμην
διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα
ποιεῖν ὑμᾶς, οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι. διὰ τί; ὅτι
μοι δοκεῖ πάνθ' ὅσ' ἂν εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ
μὲν ἔχειν φιλοτιμίαν, ἡμῖν δ' οὐχὶ καλῶς πεπρᾶχθαι.
ὁ μὲν γὰρ ὅσῳ πλείον' ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν
αὑτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται·
ὑμεῖς δ' ὅσῳ χεῖρον ἢ προσῆκεν κέχρησθε τοῖς πράγμασιν,
4 τοσούτῳ πλείον' αἰσχύνην ὠφλήκατε. ταῦτα μὲν
οὖν παραλείψω. καὶ γὰρ εἰ μετ' | ἀληθείας τις ὦ ἄνδρες 19
Ἀθηναῖοι σκοποῖτο, ἐνθένδ' ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον,
οὐχὶ παρ' αὑτοῦ. ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει
τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην
προσήκει λαβεῖν, οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν·
ἃ δὲ καὶ χωρὶς τούτων ἔνι, καὶ βέλτιόν ἐστιν ἀκηκοέναι
πάντας ὑμᾶς, καὶ μεγάλ' ὦ ἄνδρες Ἀθηναῖοι κατ' ἐκείνου
φαίνοιτ' ἂν ὀνείδη βουλομένοις ὀρθῶς δοκιμάζειν, ταῦτ'
εἰπεῖν πειράσομαι.

5 Τὸ μὲν οὖν ἐπίορκον καὶ ἄπιστον καλεῖν, ἄνευ τοῦ τὰ
πεπραγμένα δεικνύναι, λοιδορίαν εἶναί τις ἂν φήσειεν
κενὴν δικαίως· τὸ δὲ πάνθ' ὅσα πώποτ' ἔπραξε διεξιόντ'
ἐφ' ἅπασι τούτοις ἐλέγχειν, καὶ βραχέος λόγου συμβαίνει
δεῖσθαι, καὶ δυοῖν ἕνεχ' ἡγοῦμαι συμφέρειν εἰρῆσθαι,
τοῦ τ' ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι,
καὶ τοὺς ὑπερεκπεπληγμένους ὡς ἄμαχόν τινα

---

1 ὦ ἄνδ. Ἀθ. om. Hermog. III 216 W. (239, 20 R.). 272 (291, 8 R.)
4 εἴπῃ O 5 φιλοτιμίαν τινὰ S rec. F 6 γὰρ Φίλιππος .. 7 ἑαυτοῦ .. 8 ὑμεῖς δὲ ὦ Ἀθηναῖοι Hermog. III 157 W. (182, 12 R.) 14 οὐχὶ S^1: τούτων οὐχὶ S man. scholiastae recentissimi, Hermog. III 151 (177, 12 R.). 155 (180, 22 R.) ὑπὲρ τούτων οὐχὶ F 23 συμφέρειν ἡγοῦμαι F 25 τοῦ τοὺς F | ὑπερεκπεπλημένους F

*τὸν Φίλιππον ἰδεῖν, ὅτι πάντα διεξελήλυθεν οἷς πρότερον
παρακρουόμενος μέγας ηὐξήθη, καὶ πρὸς αὐτὴν ἥκει τὴν
τελευτὴν τὰ πράγματ᾽ αὐτοῦ. ἐγὼ γὰρ ὦ ἄνδρες Ἀθη-* 6
*ναῖοι σφόδρ᾽ ἂν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιπ-
πον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττονθ᾽ ἑώρων ηὐξη-
μένον· νῦν δὲ θεωρῶν καὶ σκοπῶν εὑρίσκω τὴν μὲν
ἡμετέραν εὐήθειαν τὸ κατ᾽ ἀρχάς, ὅτ᾽ Ὀλυνθίους ἀπ-
ήλαυνόν τινες ἐνθένδε βουλομένους ὑμῖν διαλεχθῆναι,
τῷ τὴν Ἀμφίπολιν φάσκειν παραδώσειν καὶ τὸ θρυλού-
μενόν ποτ᾽ ἀπόρρητον ἐκεῖνο κατασκευάσαι, τούτῳ προσ-
αγαγόμενον, τὴν δ᾽ Ὀλυνθίων φιλίαν μετὰ ταῦτα τῷ* 7
20 *Ποτείδαιαν οὖσαν ὑμετέραν ἐξελεῖν, | καὶ τοὺς μὲν πρό-
τερον συμμάχους ὑμᾶς ἀδικῆσαι, παραδοῦναι δ᾽ ἐκείνοις,
Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα τῷ Μαγνησίαν παραδώ-
σειν ὑποσχέσθαι καὶ τὸν Φωκικὸν πόλεμον πολεμήσειν
ὑπὲρ αὐτῶν ἀναδέξασθαι. ὅλως δ᾽ οὐδείς ἐστιν ὅντιν᾽
οὐ πεφενάκικεν ἐκεῖνος τῶν αὐτῷ χρησαμένων· τὴν γὰρ
ἑκάστων ἄνοιαν αἰεὶ τῶν ἀγνοούντων αὐτὸν ἐξαπατῶν
καὶ προσλαμβάνων οὕτως ηὐξήθη. ὥσπερ οὖν διὰ τού-* 8
*των ἤρθη μέγας, ἡνίχ᾽ ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς
ᾤοντό τι πράξειν, οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων
καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθ᾽ ἕνεχ᾽ ἑαυτοῦ ποιῶν
ἐξελήλεγκται. καιροῦ μὲν δὴ ὦ ἄνδρες Ἀθηναῖοι πρὸς
τοῦτο πάρεστι Φιλίππῳ τὰ πράγματα· ἢ παρελθών τις
ἐμοί, μᾶλλον δ᾽ ὑμῖν δειξάτω, ὡς οὐκ ἀληθῆ ταῦτ᾽ ἐγὼ
λέγω, ἢ ὡς οἱ τὰ πρῶτ᾽ ἐξηπατημένοι τὰ λοιπὰ πιστεύ-*

---

2 *μέγας νῦν γρ.* F 3 $\overset{\text{ῶι}}{\text{αὐτοῦ}}$ F, *αὐτῷ* vulgo cf. XVIII 295 8 *βουλομένοις* F 10 $\overset{\text{σειν}}{\text{κατασκευάσαι}}$ F | *προσαγόμενον* F 13 *ὑμᾶς* del. Blass cf. Berl. Phil. Woch. 1910 p. 1143 23 *ἐξελήλεκται* S^1 24 *τοῦτον?* F^1 25 *ἢ ὡς* F 26 *πιστεύσουσιν αὐτῶι γρ.* F

σουσιν, ἢ ὡς οἱ παρὰ τὴν αὑτῶν ἀξίαν δεδουλωμένοι Θετταλοὶ νῦν οὐκ ἂν ἐλεύθεροι γένοινθ' ἄσμενοι.

9 *Καὶ μὴν εἴ τις ὑμῶν ταῦτα μὲν οὕτως ἔχειν ἡγεῖται, οἴεται δὲ βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα τῷ τὰ χωρία καὶ λιμένας καὶ τὰ τοιαῦτα προειληφέναι, οὐκ ὀρθῶς οἴεται. ὅταν μὲν γὰρ ὑπ' εὐνοίας τὰ πράγματα συστῇ καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τοῦ πολέμου, καὶ συμπονεῖν καὶ φέρειν τὰς συμφορὰς καὶ μένειν ἐθέλουσιν ἄνθρωποι· ὅταν δ' ἐκ πλεονεξίας καὶ πονηρίας 4. XV 10 τις ὥσπερ οὗτος ἰσχύσῃ, ἡ πρώτη πρόφασις καὶ μικρὸν 10 πταῖσμ' ἅπαντ' ἀνεχαίτισεν καὶ διέλυσεν. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτή|σασθαι, ἀλλὰ τὰ 21 τοιαῦτ' εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει, καὶ σφόδρα γ' ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ. ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότατ' εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει. τοῦτο δ' οὐκ ἔνι νῦν ἐν τοῖς πεπραγμένοις Φιλίππῳ.*

11 *Φημὶ δὴ δεῖν ἡμᾶς τοῖς μὲν Ὀλυνθίοις βοηθεῖν, καὶ ὅπως τις λέγει κάλλιστα καὶ τάχιστα, οὕτως ἀρέσκει μοι· πρὸς δὲ Θετταλοὺς πρεσβείαν πέμπειν, ἣ τοὺς μὲν διδάξει ταῦτα, τοὺς δὲ παροξυνεῖ· καὶ γὰρ νῦν εἰσιν ἐψηφισμένοι Παγασὰς ἀπαιτεῖν καὶ περὶ Μαγνησίας*

---

2 *Θετταλοὶ* del. Rosenberg   7 *ταῦτα* S^1 9 *ἄνθρωποι* Bekker: *ἄνθρωποι* S F *οἱ ἄνθρωποι* vulgo   10 *μικρὸν*] *τὸ τυχὸν γρ.* F, cf. XI 7   11 *καὶ διέλυσεν* om. Rh. Gr. II 232 del. Cobet; cf. Isocr. VII 12   18 $\overset{\text{τερα}}{\text{ἰσχυρότατα}}$ F   21 $\overset{\text{ὑ}}{\text{ἡμᾶς}}$ F | post *ὑμᾶς* add. *ἅμα* F^2 s. v.   25 *ἀπαιτεῖν ἄὐτὸν* F, *ἀπαιτεῖν αὐτὸν γρ.* F mg.

λόγους ποιεῖσθαι. σκοπεῖσθε μέντοι τοῦτ' ὦ ἄνδρες 12
Ἀθηναῖοι, ὅπως μὴ λόγους ἐροῦσιν μόνον οἱ παρ' ἡμῶν
πρέσβεις, ἀλλὰ καὶ ἔργον τι δεικνύειν ἕξουσιν, ἐξεληλυθότων
ὑμῶν ἀξίως τῆς πόλεως καὶ ὄντων ἐπὶ τοῖς πράγμασιν·
ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πράγματα, μάταιόν
τι φαίνεται καὶ κενόν, μάλιστα δ' ὁ παρὰ τῆς ἡμετέρας
πόλεως· ὅσῳ γὰρ ἑτοιμότατ' αὐτῷ δοκοῦμεν χρῆσθαι,
τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῷ. πολλὴν δὴ 13
τὴν μετάστασιν καὶ μεγάλην δεικτέον τὴν μεταβολήν,
εἰσφέροντας, ἐξιόντας, ἅπαντα ποιοῦντας ἑτοίμως, εἴπερ
τις ὑμῖν προσέξει τὸν νοῦν. κἂν ταῦτ' ἐθελήσηθ' ὡς
προσήκει καὶ δὴ περαίνειν, οὐ μόνον ὦ ἄνδρες Ἀθηναῖοι
τὰ συμμαχικὰ ἀσθενῶς καὶ ἀπίστως ἔχοντα φανήσεται |
22 Φιλίππῳ, ἀλλὰ καὶ τὰ τῆς οἰκείας ἀρχῆς καὶ δυνάμεως
κακῶς ἔχοντ' ἐξελεγχθήσεται.

Ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις καὶ ἀρχὴ ἐν μὲν 14
προσθήκῃ μερίς ἐστίν τις οὐ μικρά· οἷον ὑπῆρξέν ποθ'
ὑμῖν ἐπὶ Τιμοθέου πρὸς Ὀλυνθίους· πάλιν αὖ πρὸς
Ποτείδαιαν Ὀλυνθίοις· ἐφάνη τι τοῦτο συναμφότερον·
νυνὶ Θετταλοῖς στασιάζουσι καὶ τεταραγμένοις· ἐπὶ τὴν
τυραννικὴν οἰκίαν ἐβοήθησεν· ὅποι τις ἂν οἶμαι προσθῇ
κἂν μικρὰν δύναμιν, πάντ' ὠφελεῖ· αὐτὴ δὲ καθ' αὑτὴν

1 σκοπεῖσθαι μ. τοῦτο δεῖ γρ. F mg. 2 $\overset{\text{ῶ}}{\text{ἐροῦσι}}$ F 5 πράγματα] scholium ἔργα habet F mg. 9 τὴν μεταβολὴν del. Reiske, Cobet, cf. Plut. Ag. 5, 4 11 κἂν ταῦτα S γρ. F mg.: κανταῦθα F 12 δὴ S^2: δεῖ S^1F | περαίνειν S^2 γρ. F mg.: παραινεῖν S^1F in text. 16 sq. ἐν μὲν προσθήκης μέρει γρ. F mg. ex XI 8 19 Ὀλυνθίοις· interpunxit cum S Madvig deleto commate post συναμφότερον | τοιοῦτο γρ. S γρ. F 20 νυνὶ δὲ S rec. F | νοσοῦσι καὶ στασιάζουσι Y ex IX 12 νοσοῦσι Cobet | τεταραγμένοις· interp. Blass 21 οἰκείαν S^1 | ἐβοήθησεν] ἐβοήθησαν S^1 $\overset{\text{ε}}{\text{ἐβοήθησαν}}$ F del. Meutzner | καὶ ὅποι S rec. F

15 ἀσθενὴς καὶ πολλῶν κακῶν ἐστι μεστή. καὶ γὰρ οὗτος
ἅπασι τούτοις, οἷς ἄν τις μέγαν αὐτὸν ἡγήσαιτο, τοῖς
πολέμοις καὶ ταῖς στρατείαις, ἔτ' ἐπισφαλεστέραν ἢ
ὑπῆρχε φύσει κατεσκεύακεν αὑτῷ. μὴ γὰρ οἴεσθ' ὦ
ἄνδρες Ἀθηναῖοι τοῖς αὐτοῖς Φίλιππόν τε χαίρειν καὶ
τοὺς ἀρχομένους, ἀλλ' ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτ'
ἐζήλωκεν καὶ προῄρηται πράττων καὶ κινδυνεύων, ἂν
συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθ' ἃ μηδεὶς
πώποτ' ἄλλος Μακεδόνων βασιλεὺς δόξαν ἀντὶ τοῦ ζῆν
16 ἀσφαλῶς ᾑρημένος· τοῖς δὲ τῆς μὲν φιλοτιμίας τῆς ἀπὸ
τούτων οὐ μέτεστιν, κοπτόμενοι δ' αἰεὶ ταῖς στρατείαις
ταύταις ταῖς ἄνω κάτω λυποῦνται καὶ συνεχῶς ταλαιπωροῦσιν,
οὔτ' ἐπὶ τοῖς ἔργοις οὔτ' ἐπὶ τοῖς αὑτῶν
ἰδίοις ἐώμενοι διατρίβειν, οὔθ' ὅσ' ἂν ποιήσωσιν οὕτως
ὅπως ἂν δύνωνται, ταῦτ' ἔχοντες διαθέσθαι, κεκλειμένων
17 τῶν ἐμπορίων τῶν ἐν τῇ χώρᾳ διὰ τὸν πόλεμον. οἱ μὲν
οὖν πολλοὶ Μακεδόνων πῶς ἔχουσι Φιλίππῳ, ἐκ | τούτων 23
ἄν τις σκέψαιτ' οὐ χαλεπῶς· οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες
ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν, ὡς εἰσὶ θαυμαστοὶ
καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δ' ἐγὼ
τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς
οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶν βελτίους.
18 εἰ μὲν γάρ τις ἀνήρ ἐστιν ἐν αὐτοῖς οἷος ἔμπειρος πολέμου
καὶ ἀγώνων, τούτους μὲν φιλοτιμίᾳ πάντας ἀπ-

---

3 στρατιαῖς S rec. | αὐτὴν ἢ S rec. F ex XI 9   4 ἑαυτῶι S rec. F   8 pap. Tancock. τι omisisse aut post ἂν habuisse videtur 9 Μακεδόνων βασιλεὺς et. pap. et Hermog. III 287 (305, 20) 11 ἀεὶ A | στρατιαῖς A   12 ἄνω καὶ κάτω S rec. ἄνω τε καὶ κάτω γρ. FA   14 ποιήσωσιν] πορίσωσιν A   15 κεκλεισμένων S^1 19 πεζέτεροι S^1 πεζαίτεροι S rec.   22 οὐδέν$\overset{\text{ὃς}}{\text{ων}}$ F

*ωθεῖν αὐτὸν ἔφη, βουλόμενον πάνθ’ αὑτοῦ δοκεῖν εἶναι
τὰ ἔργα (πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τὴν φιλοτιμίαν
ἀνυπέρβλητον εἶναι)· εἰ δέ τις σώφρων ἢ δίκαιος ἄλλως,
τὴν καθ’ ἡμέραν ἀκρασίαν τοῦ βίου καὶ μέθην καὶ
κορδακισμοὺς οὐ δυνάμενος φέρειν, παρεῶσθαι καὶ ἐν
οὐδενὸς εἶναι μέρει τὸν τοιοῦτον. λοιποὺς δὴ περὶ αὐτὸν* 19
*εἶναι λῃστὰς καὶ κόλακας καὶ τοιούτους ἀνθρώπους, οἵους
μεθυσθέντας ὀρχεῖσθαι τοιαῦθ’ οἷ’ ἐγὼ νῦν ὀκνῶ πρὸς
ὑμᾶς ὀνομάσαι. δῆλον δ’ ὅτι ταῦτ’ ἐστὶν ἀληθῆ· καὶ
γὰρ οὓς ἐνθένδε πάντες ἀπήλαυνον ὡς πολὺ τῶν θαυματοποιῶν
ἀσελγεστέρους ὄντας, Καλλίαν ἐκεῖνον τὸν
δημόσιον καὶ τοιούτους ἀνθρώπους, μίμους γελοίων καὶ
ποιητὰς αἰσχρῶν ᾀσμάτων, ὧν εἰς τοὺς συνόντας ποιοῦσιν
ἕνεκα τοῦ γελασθῆναι, τούτους ἀγαπᾷ καὶ περὶ
αὑτὸν ἔχει. καίτοι ταῦτα, καὶ εἰ μικρά τις ἡγεῖται,* 20
*μεγάλ’ ὦ ἄνδρες Ἀθηναῖοι δείγματα τῆς ἐκείνου γνώμης
καὶ κακοδαιμονίας ἐστὶν τοῖς εὖ φρονοῦσιν. ἀλλ’ οἶμαι
νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν· αἱ γὰρ εὐπραξίαι* Is. VI 102
δειναὶ συγκρύψαι τὰ τοιαῦτ’ ὀνείδη· εἰ δέ τι
24 *πταίσει, τότ’ ἀκριβῶς αὐτοῦ ταῦτ’ ἐξετασθήσεται.* | *δοκεῖ
δ’ ἔμοιγ’ ὦ ἄνδρες Ἀθηναῖοι δείξειν οὐκ εἰς μακράν, ἂν
οἵ τε θεοὶ θέλωσι καὶ ὑμεῖς βούλησθε. ὥσπερ γὰρ ἐν τοῖς* 21
σώμασι, τέως μὲν ἂν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται,

---

2 *φιλοτιμίαν τἀνδρὸς γρ.* FA 7 posterius *καὶ* om. S^1 add. rec. 15 *καὶ εἰ* SA: *εἰ καὶ* F 18 *τούτοις*] *τοῖς τοιούτοις γρ.* F ex XI 13 19 *συγκρύψαι* S, in mg. schol. *συσκιάσαι, γρ. συσκιάσαι* F *συγκρ. καὶ συσκιάσαι* A ex XI 13 20 *πταίσει*$^{\epsilon}$ F | *ταῦτα* S *πάντ’* add. F s. v. *ταῦτα πάντα* A 23 *σώμασιν ἡμῶν* F ex XI 13 | *ἕως* Stob. Flor. XXXVI 11 H., Dindorf | *τις ᾖι* A | post *ἐπαισθάνεται* add. *τῶν καθ’ ἕκαστα σαθρῶν* S rec. FA Stob. ex XI 14

ἐπὰν δ' ἀρρώστημά τι συμβῇ, πάντα κινεῖται, κἂν ῥῆγμα
κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων σαθρῶν ᾖ,
οὕτω καὶ τῶν πόλεων καὶ τῶν τυράννων, ἕως μὲν ἂν ἔξω
πολεμῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπειδὰν
δ' ὅμορος πόλεμος συμπλακῇ, πάντ' ἐποίησεν ἔκδηλα.

22 Εἰ δέ τις ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι τὸν Φίλιππον εὐτυχοῦνθ'
ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος
μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ
ῥοπή, μᾶλλον δ' ὅλον ἡ τύχη παρὰ πάντ' ἐστὶ τὰ τῶν
ἀνθρώπων πράγματα· οὐ μὴν ἀλλ' ἔγωγ', εἴ τις αἵρεσίν
μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην,
ἐθελόντων ἃ προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ
μικρόν, ἢ τὴν ἐκείνου· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς
τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ
23 'κείνῳ. ἀλλ' οἶμαι καθήμεθ' οὐδὲν ποιοῦντες· οὐκ ἔνι δ'
αὐτὸν ἀργοῦντ' οὐδὲ φίλοις ἐπιτάττειν ὑπὲρ αὐτοῦ τι ποιεῖν,
μή τί γε δὴ τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος
καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφ' ἅπασι
καὶ μήτε καιρὸν μήθ' ὥραν παραλείπων ἡμῶν μελλόντων
καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται· οὐδὲ
θαυμάζω τοῦτ' ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν,

---

1 πάντα—ῥῆγμα om. F, add. in mg. 2 σαθρῶν S^1: σαθρὸν S^{2}FA Stob. 5 συμπλεκῆι A 6 ὦ ἄ. Ἀθ. Hermog. III 437 W. (448, 13 R.) 8 ἀνθρώπου] ἀνδρὸς Hermog. λογισμῷ] προνοίᾳ Dion. Hal. de Dem. 1089 R. ex XI 15 9 τὸ ὅλον γρ. S a man. schol., A | ἅπαντ' A U 11 δώιη S U^1 $\overset{\text{οι}}{\text{δώιη}}$ F 12 αὐτῶν om. Dion. 14 οὖσας G. H. Schaefer 15 post δ' in F 2 litt. eras. 16 τοῖς φίλοις γρ. FA | ἐπιτάττει F^1 17 οὐ δὴ .. 20 περιγίγν. adf. Hermog. III 124 (150 R.) et 149 (175 R.) 18 καὶ πονῶν αὐτὸς om. Hermog. at cf. III 150, 3 (175, 21 R.) 19 μήτε ... μήθ' Blass: μὴδὲ ... μήδ' SF μηδένα ... μηδ' γρ. FAU Hermog. 20 καὶ πυνθανομένων om. Hermog. | οὐδὲ S: οὐ $\overset{\text{ε}}{\text{δή}}$ FU^1 οὐ δὴ γρ. S rec. A 21 ἂν add. F s. v. om. A Hermog. III 150 (176, 6 R.)

εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει
25 τοῦ πάντα ποιοῦντος περιῆ|μεν. ἀλλ' ἐκεῖνο θαυμάζω, εἰ 24
Λακεδαιμονίοις μέν ποτ' ὦ ἄνδρες Ἀθηναῖοι ὑπὲρ τῶν
Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλ' ἰδίᾳ πλεονεκτῆσαι
πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλ' ἵν' οἱ ἄλλοι
τύχωσι τῶν δικαίων, τὰ ὑμέτερ' αὐτῶν ἀνηλίσκετ' εἰσφέροντες
καὶ προὐκινδυνεύετε στρατευόμενοι, νυνὶ δ'
ὀκνεῖτ' ἐξιέναι καὶ μέλλετ' εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων
αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσῴκατε πολλάκις
πάντας καθ' ἕν' αὐτῶν ἐν μέρει, τὰ δ' ὑμέτερ' αὐτῶν ἀπολωλεκότες
κάθησθε. ταῦτα θαυμάζω, καὶ ἔτι πρὸς τούτοις, 25
εἰ μηδεὶς ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι δύναται λογίσασθαι,
πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων
ὑμῶν ὁ χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθ',
ὅτι μελλόντων αὐτῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν,
αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν
ταὔθ' ἅπερ νυνὶ ποιούντων, ἅπας ὁ χρόνος διελήλυθεν.
εἶθ' οὕτως ἀγνωμόνως ἔχετ' ὦ ἄνδρες Ἀθηναῖοι, 26
ὥστε δι' ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα τῆς πόλεως
γέγονεν, διὰ τούτων ἐλπίζετε τῶν αὐτῶν πράξεων ἐκ φαύλων
αὐτὰ χρηστὰ γενήσεσθαι; ἀλλ' οὔτ' εὔλογον οὔτ' ἔχον
ἐστὶ φύσιν τοῦτό γε· πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν ἢ
κτήσασθαι πάντα πέφυκεν. νῦν δ' ὅ τι μὲν φυλάξομεν,

---

2 ποιοῦντος S^1: ποιοῦντος ἃ δεῖ S rec. FAU Hermog. 5 ὑμῖν] υ in ras. S^1 7 προὐκινδυνεύετε Voemel: προεκ. SFAU 8 καὶ μέλλετε .. III 24 φθονούντων perierunt in A 10 καὶ καθ' F | αὐτῶν ἕκαστον FU 14 χρόνος ἅπας FU 15 αὐτῶν S: ὑμῶν F ἡμῶν U om. G. H. Schaefer 17 ταὐτὰ Mounteney: ταῦτα SFU | ποιούντων S γρ. F mg. U: ποθούντων F | ὁ χρόνος ἅπας U 18 ἀγνωμόνως om. U^1 20 τῶν αὐτῶν ante τούτων ponit U | τῶν αὐτῶν πράξεων del. Cobet, cf. XI 21 πράξεων del. Gebauer

οὐδέν ἐστιν ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον,
κτήσασθαι δὲ δεῖ. αὐτῶν οὖν ἡμῶν ἔργον τοῦτ' ἤδη.
27 *φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα, αὐτοὺς ἐξιέναι προθύμως,*
μηδέν' αἰτιᾶσθαι πρὶν ἂν τῶν πραγμάτων
κρατήσητε, τηνικαῦτα δ' ἀπ' αὐτῶν τῶν ἔργων κρί|ναντας 26
τοὺς μὲν ἀξίους ἐπαίνου τιμᾶν, τοὺς δ' ἀδικοῦντας
κολάζειν, τὰς προφάσεις δ' ἀφελεῖν καὶ τὰ καθ' ὑμᾶς
ἐλλείμματα· οὐ γὰρ ἔστι πικρῶς ἐξετάσαι τί πέπρακται
τοῖς ἄλλοις, ἂν μὴ παρ' ὑμῶν αὐτῶν πρῶτον ὑπάρξῃ τὰ
28 *δέοντα. τίνος γὰρ ἕνεκ' ὦ ἄνδρες Ἀθηναῖοι νομίζετε*
τοῦτον μὲν φεύγειν τὸν πόλεμον πάντας ὅσους ἂν ἐκπέμψητε
στρατηγούς, ἰδίους δ' εὑρίσκειν πολέμους, εἰ
δεῖ τι τῶν ὄντων καὶ περὶ τῶν στρατηγῶν εἰπεῖν; ὅτι
ἐνταῦθα μέν ἐστιν τὰ ἆθλ' ὑπὲρ ὧν ἐστιν ὁ πόλεμος
ὑμέτερα (Ἀμφίπολίς γ' ἂν ληφθῇ, παραχρῆμ' ὑμεῖς κομιεῖσθε),
οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι, μισθὸς
δ' οὐκ ἔστιν· ἐκεῖ δὲ κίνδυνοι μὲν ἐλάττους, τὰ δὲ λήμματα
τῶν ἐφεστηκότων καὶ τῶν στρατιωτῶν, Λάμψακος,
Σίγειον, τὰ πλοῖ' ἃ συλῶσιν. ἐπ' οὖν τὸ λυσιτελοῦν
29 *αὐτοῖς ἕκαστοι χωροῦσιν. ὑμεῖς δ', ὅταν μὲν εἰς τὰ*
πράγματ' ἀποβλέψητε φαύλως ἔχοντα, τοὺς ἐφεστηκότας
κρίνετε, ὅταν δὲ δόντες λόγον τὰς ἀνάγκας ἀκούσητε
ταύτας, ἀφίετε. περίεστιν τοίνυν ὑμῖν ἀλλήλοις ἐρίζειν
καὶ διεστάναι, τοῖς μὲν ταῦτα πεπεισμένοις, τοῖς δὲ
ταῦτα, τὰ κοινὰ δ' ἔχειν φαύλως. πρότερον μὲν γὰρ ὦ
ἄνδρες Ἀθηναῖοι εἰσεφέρετε κατὰ συμμορίας, νυνὶ δὲ

---

9 *ἡμῶν* U   11 *ἐκφεύγειν* U^1 15 *Ἀμφίπολίς γ' ἂν* Deuerling: *ἀμφίπολις κἂν* SFU *Ἀμφίπολιν, κἂν* Dindorf *Ἀμφίπολις* del. Rehdantz, Madvig   23 *ἡμῖν* SU $\overset{\text{ὑ}}{\text{ἡ}}$*μῖν* F   26 *κατὰ συμμορίας εἰσεφέρετε* Cobet coll. XIII 20 | *νῦν* U

πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν ἑκατέρων,
καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι τριακόσιοι·
οἱ δ' ἄλλοι προσνενέμησθε, οἱ μὲν ὡς τούτους, οἱ δ' ὡς
ἐκείνους. δεῖ δὴ ταῦτ' ἐπανέντας καὶ ὑμῶν αὐτῶν ἔτι 30
καὶ νῦν γενομένους κοινὸν καὶ τὸ βουλεύεσθαι καὶ τὸ
λέγειν καὶ τὸ πράττειν ποιῆσαι. εἰ δὲ τοῖς μὲν ὥσπερ
27 *ἐκ τυραν|νίδος ὑμῶν ἐπιτάττειν ἀποδώσετε, τοῖς δ' ἀναγ-*
κάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι, τοῖς δὲ
ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδ' ὁτιοῦν
συμπονεῖν, οὐχὶ γενήσεται τῶν δεόντων ὑμῖν οὐδὲν ἐν
καιρῷ· τὸ γὰρ ἠδικημένον ἀεὶ μέρος ἐλλείψει, εἶθ' ὑμῖν
τούτους κολάζειν ἀντὶ τῶν ἐχθρῶν ἐξέσται. λέγω δὴ 31
κεφάλαιον, πάντας εἰσφέρειν ἀφ' ὅσων ἕκαστος ἔχει τὸ
ἴσον· πάντας ἐξιέναι κατὰ μέρος, ἕως ἂν ἅπαντες στρα-
τεύσησθε· πᾶσι τοῖς παριοῦσι λόγον διδόναι, καὶ τὰ
βέλτισθ' ὧν ἂν ἀκούσηθ' αἱρεῖσθαι, μὴ ἃ ἂν ὁ δεῖν' ἢ ὁ
δεῖν' εἴπῃ. κἂν ταῦτα ποιῆτε, οὐ τὸν εἰπόντα μόνον
παραχρῆμ' ἐπαινέσεσθε, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς ὕστερον,
βέλτιον τῶν ὅλων πραγμάτων ὑμῖν ἐχόντων.

1 *ἑκατέρων* om. XIII 20 Blass 2 $\overset{\text{οις}}{\text{τούτωι}}$ F | *οἱ τριακόσιοι* Bekker cum paucis apographis 5 *τὸ λέγειν καὶ τὸ βουλεύεσθαι* FU 7 *ἐπιτάττει* F¹ cf. § 23 | *ἀναγκάζεσθε* S¹ 9 *ψηφίζεσθε* S¹ 11 *αἰεὶ* F 12 *ἐξέσται*] *περιέσται γρ.* S rec. *γρ.* F rec. U | $\overset{\text{ὲ}}{\text{δῆ}}$ U 13 $\overset{\text{ὅσων}}{\text{ὧν}}$ F 14 *πάντες στρατεύησθε* U 16 $\text{αἱρεῖσθ}\overset{\text{αι}}{\text{ε}}$ F 19 *πολλῷ* ante *βέλτιον* add. F² s.v. U

In S subscriptum est (numerus versuum ab alt. manu)

ʼΟΛΥΝΘΙΑΚÒΣ B̄
ΗΗ𐅄ΔΔΔΔΠ̄

in F ʼΟΛΥΝΘΙΑΚÒΣ B̄
H̄H̄Δ̄Δ̄Δ̄Δ̄Π̄
(𐅄 omissum est)

28 X 14

III

ΟΛΥΝΘΙΑΚΟΣ Γ

ΥΠΟΘΕΣΙΣ

Ἔπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι, καί τι κατορθοῦν ἔδοξαν δι' αὐτῆς· καὶ ταῦτ' αὐτοῖς ἀπηγγέλλετο. ὁ δὲ δῆμος περιχαρής, οἵ τε ῥήτορες παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου. ὁ δὲ Δημοσθένης δεδοικὼς μὴ θαρσήσαντες, ὡς τὰ πάντα νενικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυνθίοις, τῶν λοιπῶν ὀλιγωρήσωσι, διὰ τοῦτο παρελθὼν ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι, λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας.
οἶδεν γὰρ ὅτι | καὶ Ἀθηναῖοι καὶ ἄλλοι πού τινες τοῦ μὲν μὴ 28
τὰ οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα, περὶ δὲ τὸ τιμωρήσα-
2 *σθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν. ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ τῆς περὶ τῶν θεωρικῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται, καὶ ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικά, ἵν' ἀδεὲς ᾖ τὸ συμβουλεύειν τὰ βέλτιστα. παραινεῖ δὲ καὶ ὅλως πρὸς τὸν τῶν*

---

2 δὲ] τε Y 3 παρακαλοῦσιν YUm | τιμωρία F 4 τοῦ φιλίππου Y | δέδοικε τοίνυν ὁ δημοσθένης YUm | θαρσήσαντες FY: θαρρήσαντες Um 6 ὀλιγωρήσουσι F Y^2 (ut vid.) 7 sq. τὴν γνώμην μεθίστησι λέγων om. F 10 που om. m | μὴ om. U 11 ποιεῖσθαι m 13 περὶ τῆς τῶν m 14 ἐπιτεθέντας F ἐπιθέντας m 15 ἵν' ἀδεὲς ᾖ Bekker: ἵνα δεήσῃ F ἵνα δειχθῇ Ym ἵνα δυνηθῇ U

προγόνων ζῆλον ἀναστῆναι καὶ στρατεύεσθαι σώμασιν οἰκείοις, καὶ ἐπιτιμήσει πολλῇ κέχρηται κατὰ τοῦ δήμου θ᾽ ὡς ἐκλελυμένου καὶ τῶν δημαγωγῶν ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως.

Οὐχὶ ταὐτὰ παρίστταταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθη- Prooem. II
ναῖοι, ὅταν τ᾽ εἰς τὰ πράγματ᾽ ἀποβλέψω καὶ ὅταν πρὸς
τοὺς λόγους οὓς ἀκούω· τοὺς μὲν γὰρ λόγους περὶ τοῦ
τιμωρήσασθαι Φίλιππον ὁρῶ γιγνομένους, τὰ δὲ πράγ-
ματ᾽ εἰς τοῦτο προήκοντα, ὥσθ᾽ ὅπως μὴ πεισόμεθ᾽ αὐ-
τοὶ πρότερον κακῶς σκέψασθαι δέον. οὐδὲν οὖν ἄλλο
μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες ἢ τὴν ὑπόθεσιν,
περὶ ἧς βουλεύεσθε, οὐχὶ τὴν οὖσαν παριστάντες ὑμῖν
ἁμαρτάνειν. ἐγὼ δ᾽, ὅτι μέν ποτ᾽ ἐξῆν τῇ πόλει καὶ τὰ 2
αὑτῆς ἔχειν ἀσφαλῶς καὶ Φίλιππον τιμωρήσασθαι, καὶ
μάλ᾽ ἀκριβῶς οἶδα· ἐπ᾽ ἐμοῦ γάρ, οὐ πάλαι γέγονε ταῦτ᾽
ἀμφότερα· νῦν μέντοι πέπεισμαι τοῦθ᾽ ἱκανὸν προλαβεῖν
29 *ἡ|μῖν εἶναι τὴν πρώτην, ὅπως τοὺς συμμάχους σώσομεν.*
ἐὰν γὰρ τοῦτο βεβαίως ὑπάρξῃ, τότε καὶ περὶ τοῦ τίνα
τιμωρήσεταί τις καὶ ὃν τρόπον ἐξέσται σκοπεῖν· πρὶν δὲ
τὴν ἀρχὴν ὀρθῶς ὑποθέσθαι, μάταιον ἡγοῦμαι περὶ τῆς
τελευτῆς ὁντινοῦν ποιεῖσθαι λόγον.

Ὁ μὲν οὖν παρὼν καιρός, εἴπερ ποτέ, πολλῆς φρον- 3
τίδος καὶ βουλῆς δεῖται· ἐγὼ δ᾽ οὐχ ὅ τι χρὴ περὶ τῶν

---

2 *πολλῇ* om. F | *τε ὡς* Bekker: *τέως* FYm *τε* U 3 *ὡς* om. m 6 *πρὸς* S: $\overset{\text{εἰς}}{\text{πρὸς}}$ F *εἰς* U 9 *πεισόμεθα* S corr. U: *πεισώμεθα* S^{1}F 15 $\overset{\text{οὐχὶ}}{\text{οὐ}}$ F *οὐχὶ* U 17 *εἶναι ἡμῖν* F | *σώσομεν* FU^1: *σωισωμεν* S, *ι* eras. *σώσωμεν* U corr. 19 *τρόπον τιμωρήσεταί τις ἐκεῖνον γρ.* F rec. mg. U 22 *καιρὸς ὦ ἄνδρες ἀθηναῖοι* FU | *ποτὲ καὶ νῦν* U *εἴπερ τίς ποτε* Cobet | *φροντίδος* SF mg. U: *κορoντίδος* F in text.

παρόντων συμβουλεῦσαι χαλεπώτατον ἡγοῦμαι, ἀλλ' Prooem. XV ἐκεῖν' ἀπορῶ, τίνα χρὴ τρόπον ὦ ἄνδρες Ἀθηναῖοι πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα, τὰ πλείω τῶν πραγμάτων ἡμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν ἢ τῷ μὴ συνιέναι. ἀξιῶ δ' ὑμᾶς, ἂν μετὰ παρρησίας ποιῶμαι τοὺς λόγους, ὑπομένειν, τοῦτο θεωροῦντας, εἰ τἀληθῆ λέγω, καὶ διὰ τοῦθ', ἵνα τὰ λοιπὰ βελτίω γένηται· ὁρᾶτε γάρ, ὡς ἐκ τοῦ πρὸς χάριν δημηγορεῖν ἐνίους εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα.

4 Ἀναγκαῖον δ' ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. μέμνησθ' ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ' ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ, τρίτον ἢ τέταρτον ἔτος τουτί, Ἡραῖον τεῖχος πολιορκῶν. τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ' ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντ' ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθ' ἑξήκοντ' εἰσφέρειν. 5 καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου, ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις μετὰ τὰ μυστήρια δέκα ναῦς ἀπεστεί|λατ' ἔχοντα **30** κενὰς Χαρίδημον καὶ πέντε τάλαντ' ἀργυρίου. ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν ἢ τεθνεώς (ἦλθεν γὰρ ἀμφότερα), οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες ἀφεῖτ' ὦ ἄνδρες Ἀθηναῖοι τὸν ἀπόστολον. ἦν δ' οὗτος

---

3 ἢ καὶ U 4 $\overset{ὑ}{\text{ἡ}}$μᾶς F ὑμᾶς U 5 ἢ S: οὐ γρ. S rec. FU 6 ἐὰν U 10 παρόντα πράγματα U 15 μαιμακτηριών] η in ras. S μαιμακταριών F 21 μό$\overset{λ}{\text{γ}}$ις F μόλις U 22 χαρίδημον κενὰς (καινὰς U^1) U 23 ἢ καὶ U 25 ἀφεῖτε Y suppl.: ἀφίετε SF ἀφήκατε γρ. S rec. U ἀφ$\overset{η}{\text{ε}}$ίκατε γρ. F

ὁ καιρὸς αὐτός· εἰ γὰρ τότ' ἐκεῖσ' ἐβοηθήσαμεν, ὥσπερ
ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ
Φίλιππος σῳθείς.

Τὰ μὲν δὴ τότε πραχθέντ' οὐκ ἂν ἄλλως ἔχοι· νῦν 6
δ' ἑτέρου πολέμου καιρὸς ἥκει τις, δι' ὃν καὶ περὶ τού-
των ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε. τί δὴ χρησόμεθ'
ὦ ἄνδρες Ἀθηναῖοι τούτῳ; εἰ γὰρ μὴ βοηθήσετε παντὶ
σθένει κατὰ τὸ δυνατόν, θεάσασθ' ὃν τρόπον ὑμεῖς
ἐστρατηγηκότες πάντ' ἔσεσθ' ὑπὲρ Φιλίππου. ὑπῆρχον 7
Ὀλύνθιοι δύναμίν τινα κεκτημένοι, καὶ διέκειθ' οὕτω
τὰ πράγματα· οὔτε Φίλιππος ἐθάρρει τούτους οὔθ' οὗ-
τοι Φίλιππον. ἐπράξαμεν ἡμεῖς κἀκεῖνοι πρὸς ἡμᾶς εἰ-
ρήνην· ἦν τοῦθ' ὥσπερ ἐμπόδισμά τι τῷ Φιλίππῳ καὶ
δυσχερές, πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς
διηλλαγμένην πρὸς ἡμᾶς. ἐκπολεμῶσαι δεῖν ᾠόμεθα τοὺς
ἀνθρώπους ἐκ παντὸς τρόπου, καὶ ἅπαντες ἐθρύλουν
τοῦτο· πέπρακται νυνὶ τοῦθ' ὁπωσδήποτε. τί οὖν ὑπό- 8
λοιπον ὦ ἄνδρες Ἀθηναῖοι πλὴν βοηθεῖν ἐρρωμένως καὶ
προθύμως; ἐγὼ μὲν οὐχ ὁρῶ· χωρὶς γὰρ τῆς περιστάσης
ἂν ἡμᾶς αἰσχύνης, εἰ καθυφείμεθά τι τῶν πραγμάτων,
οὐδὲ τὸν φόβον ὦ ἄνδρες Ἀθηναῖοι μικρὸν ὁρῶ τὸν τῶν
μετὰ ταῦτα, ἐχόντων μὲν ὡς ἔχουσι Θηβαίων ἡμῖν,
ἀπειρηκότων δὲ χρήμασι Φωκέων, μηδενὸς δ' ἐμποδὼν
ὄντος Φιλίππῳ τὰ παρόντα καταστρεψαμένῳ πρὸς ταῦτ'
31 ἐπικλῖναι τὰ πράγ|ματα. ἀλλὰ μὴν εἴ τις ὑμῶν εἰς τοῦτ' 9

---

2 ἐνώχλει S (ω in ras.) 3 σωιθείς SF^1: τότε σωθείς F rec. U 7 βοηθήσητε SU 9 ἔσεσθε πάντα U 14 αὐτοῦ U 15 ἐκπολεμῶσαι S^{2}FU: ἐκπολεμῆσαι S^1 cf. I 7 16 sq. ἅπαντες ἐθρύλουν τοῦτο· πέπρακται νυνὶ τοῦτο S^{1}F^1: ὃ πάντες ἐθρύλουν, πέπρακται νυνὶ τοῦτο S corr. ὃ πάντες ἐθρύλουν τέως (s. v. F ex I 7) τοῦτο πέπρακται νυνὶ F corr. U 21 τῶν om. FU

ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται
τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς
ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν· ὅτι γὰρ
εἰς τοῦτο περιστήσεται τὰ πράγματα, ἐὰν τὰ παρόντα
προώμεθα, σχεδὸν ἴσμεν ἅπαντες δήπου.

10 Ἀλλ᾽ ὅτι μὲν δὴ δεῖ βοηθεῖν, εἴποι τις ἄν, πάντες ἐγνώκαμεν,
καὶ βοηθήσομεν· τὸ δ᾽ ὅπως, τοῦτο λέγε. μὴ
τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι θαυμάσητε, ἂν παράδοξον
εἴπω τι τοῖς πολλοῖς. νομοθέτας καθίσατε. ἐν δὲ τούτοις
τοῖς νομοθέταις μὴ θῆσθε νόμον μηδένα (εἰσὶ γὰρ
ὑμῖν ἱκανοί), ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς
11 λύσατε. λέγω τοὺς περὶ τῶν θεωρικῶν, σαφῶς οὑτωσί,
καὶ τοὺς περὶ τῶν στρατευομένων ἐνίους, ὧν οἱ μὲν τὰ
στρατιωτικὰ τοῖς οἴκοι μένουσι διανέμουσι θεωρικά, οἱ
δὲ τοὺς ἀτακτοῦντας ἀθῴους καθιστᾶσιν, εἶτα καὶ τοὺς
τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους ποιοῦσιν.
ἐπειδὰν δὲ ταῦτα λύσητε καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν
ὁδὸν παράσχητ᾽ ἀσφαλῆ, τηνικαῦτα τὸν γράψονθ᾽ ἃ πάντες
12 ἴσθ᾽ ὅτι συμφέρει ζητεῖτε. πρὶν δὲ ταῦτα πρᾶξαι,
μὴ σκοπεῖτε τίς εἰπὼν τὰ βέλτισθ᾽ ὑπὲρ ὑμῶν ὑφ᾽ ὑμῶν
ἀπολέσθαι βουλήσεται· οὐ γὰρ εὑρήσετε, ἄλλως τε καὶ
τούτου μόνου περιγίγνεσθαι μέλλοντος, παθεῖν ἀδίκως
τι κακὸν τὸν ταῦτ᾽ εἰπόντα καὶ γράψαντα, μηδὲν δ᾽
ὠφελῆσαι τὰ πράγματα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν μᾶλλον
ἔτ᾽ ἢ νῦν τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον ποιῆσαι.

1 ποιῆσαι Blass, cf. Rehdantzii Ind. II s. Infin. fut. 6 δὴ om. U
9 καθίσατε Bekker, cf. XXI 223 XXIV 25 XXXIX 11: καθιστατε
S^1 καθιστᾶτε S^{2}U καθίστατε F | τούτοις om. U 11 ἱκανοὶ ὑμῖν S
12 λέγω δὲ F λέγω δῆ̀ U 18 γράψαντα S^{1}U 22 τοῦ παθεῖν
S rec. FU cf. XIX 282

καὶ λύειν γ' ὦ ἄνδρες Ἀθηναῖοι τοὺς νόμους δεῖ τού-
τους τοὺς αὐτοὺς ἀξιοῦν οἵπερ καὶ τεθήκασιν· οὐ γάρ 13
32 ἐστι δίκαιον, | τὴν μὲν χάριν, ἣ πᾶσαν ἔβλαπτε τὴν πόλιν,
τοῖς τότε θεῖσιν ὑπάρχειν, τὴν δ' ἀπέχθειαν, δι' ἧς ἂν
ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστ' εἰπόντι
ζημίαν γενέσθαι. πρὶν δὲ ταῦτ' εὐτρεπίσαι, μηδαμῶς ὦ
ἄνδρες Ἀθηναῖοι μηδέν' ἀξιοῦτε τηλικοῦτον εἶναι παρ'
ὑμῖν, ὥστε τοὺς νόμους τούτους παραβάντα μὴ δοῦναι
δίκην, μηδ' οὕτως ἀνόητον, ὥστ' εἰς προῦπτον κακὸν
αὑτὸν ἐμβαλεῖν.

Οὐ μὴν οὐδ' ἐκεῖνό γ' ὑμᾶς ἀγνοεῖν δεῖ ὦ ἄνδρες 14
Ἀθηναῖοι, ὅτι ψήφισμ' οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσ-
γένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως
ὑμᾶς. εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματ' ἦν ἢ ὑμᾶς ἀναγκά-
ζειν ἃ προσήκει πράττειν ἢ περὶ ὧν γραφείη διαπράξα-
σθαι, οὔτ' ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι μικρά, μᾶλλον δ'
οὐδὲν ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρί-
κει χρόνον· πάλαι γὰρ ἂν ἕνεκά γε ψηφισμάτων ἐδεδώκει
δίκην. ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει· τὸ γὰρ πράττειν τοῦ 15
λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον
τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. τοῦτ' οὖν δεῖ προσεῖναι,
τὰ δ' ἄλλ' ὑπάρχει· καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρ' ὑμῖν
ὦ ἄνδρες Ἀθηναῖοι δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς
ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν
ὀρθῶς ποιῆτε. τίνα γὰρ χρόνον ἢ τίνα καιρὸν ὦ ἄνδρες 16

2 τοὺς ante αὐτοὺς punctis del. F om. U 3 ἔβλα$\overset{\psi}{\pi}$τε F
4 θήσειν F 4sq. ἅπαντες ἂν U 7 μηδὲν U^1 8 ἡμῖν S^1
10 αὐτὸν U^1 ἑαυτὸν U corr. 12 μηδενὸς U 14 prius ὑμᾶς
del. Cobet 15 γραφείη S^1: ἂν γραφῆ(ι) S rec. U $\overset{\text{ἂν}}{\text{γρά}}\overset{\text{ηι}}{\text{φει}}$ F
17 ἔπραττε U^1 22 ὑμῖν εἰσιν S rec. mg. FU

Ἀθηναῖοι τοῦ παρόντος βελτίω ζητεῖτε; ἢ πόθ' ἃ δεῖ
πράξετ', εἰ μὴ νῦν; οὐχ ἅπαντα μὲν ἡμῶν προείληφε τὰ
χωρί' ἅνθρωπος, εἰ δὲ καὶ ταύτης κύριος τῆς χώρας γενή-
σεται, πάντων αἴσχιστα πεισόμεθα; οὐχ οὕς, εἰ πολεμή-
σαιεν, ἑτοίμως σώσειν ὑπισχνού|μεθα, οὗτοι νῦν πολε- 33
μοῦσιν; οὐκ ἐχθρός; οὐκ ἔχων τὰ ἡμέτερα; οὐ βάρβαρος;
17 οὐχ ὅ τι ἂν εἴποι τις; ἀλλὰ πρὸς θεῶν πάντ' ἐάσαντες
καὶ μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰ-
τίους οἵτινες τούτων ζητήσομεν; οὐ γὰρ αὐτοί γ' αἴτιοι
φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτ' ἐγώ. οὐδὲ γὰρ ἐν τοῖς
τοῦ πολέμου κινδύνοις τῶν φυγόντων οὐδεὶς ἑαυτοῦ
κατηγορεῖ, ἀλλὰ τοῦ στρατηγοῦ καὶ τῶν πλησίον καὶ
πάντων μᾶλλον, ἥττηνται δ' ὅμως διὰ πάντας τοὺς φυ-
γόντας δήπου· μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν
18 ἄλλων, εἰ δ' ἐποίει τοῦθ' ἕκαστος, ἐνίκων ἄν. καὶ νῦν,
οὐ λέγει τις τὰ βέλτιστα· ἀναστὰς ἄλλος εἰπάτω, μὴ
τοῦτον αἰτιάσθω. ἕτερος λέγει τις βελτίω· ταῦτα ποιεῖτ'
ἀγαθῇ τύχῃ. ἀλλ' οὐχ ἡδέα ταῦτα· οὐκέτι τοῦθ' ὁ λέγων
ἀδικεῖ. πλὴν εἰ δέον εὔξασθαι παραλείπει· εὔξασθαι μὲν
ὦ ἄνδρες Ἀθηναῖοι ῥᾴδιον, εἰς ταὐτὸ πάνθ' ὅσα βού-
λεταί τις ἀθροίσαντ' ἐν ὀλίγῳ, ἑλέσθαι δ', ὅταν περὶ

---

2 προείληφε τὰ χωρία SF^1: τὰ χωρία προείληφε F corr. U
3 ἅνθρωπος S: ἄνθρωπος FU 4 πολεμήσ$\overset{\text{ει}}{\text{α}}$ιεν F 5 πολεμοῦσιν S^1 F^1: πολεμοῦνται S rec. F s. v. 7 οὐχ ὅ τι ἂν] χ ὅτι ἂν S rec. in lac. 3 litt. quarum prima κ fuit (ουκαν? S^1) | πάντ' ἐάσαντες] πάντες S^{1}F^1 ἅπαντ' ἐάσαντες S rec. U πάντ' ἐάσαντες γρ. S^d mg. ἅπαντα ταῦτα ἐάσαντες F corr. 9 οἵτινές εἰσι FU | αὐτοί γ' S corr. F^{2}U: αὐτοῖς γ' S^1 αὐτοῖς F^1 cf. X 19 11 φυγόντων S: φευγόντων FU 12 ἀλλὰ κ̇α̇ὶ̇ F | τῶν] $\overset{\text{οὗ}}{\text{τῶν}}$ F 13 ὅμως SF: ὁμοίως U | φυγόντας S: φεύγοντας FU 15 ἐποίουν Benseler ἐποίει τοῦθ' Blass: τοῦτ' ἐποίει SFU ἕκαστος τοῦτ' ἐποίει Zander
19 μὲν γὰρ FU

πραγμάτων προστεθῇ σκοπεῖν, οὐκέθ' ὁμοίως εὔπορον, ἀλλὰ δεῖ τὰ βέλτιστ' ἀντὶ τῶν ἡδέων, ἂν μὴ συναμφότερ' ἐξῇ, λαμβάνειν. εἰ δέ τις ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν 19 καὶ πόρους ἑτέρους λέγειν στρατιωτικούς, οὐχ οὗτος κρείττων; εἴποι τις ἄν. φήμ' ἔγωγε, εἴπερ ἔστιν ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλὰ θαυμάζω, εἴ τῴ ποτ' ἀνθρώπων ἢ γέγονεν ἢ γενήσεται, ἂν τὰ παρόντ' ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ. ἀλλ' οἶμαι μέγα τοῖς τοιούτοις ὑπάρχει λόγοις ἡ παρ' ἑκάστου βούλησις, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· 34 ὃ γὰρ | βούλεται, τοῦθ' ἕκαστος καὶ οἴεται, τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκεν. ὁρᾶτ' οὖν ὦ ἄνδρες 20 Ἀθηναῖοι ταῦθ' οὕτως, ὅπως καὶ τὰ πράγματ' ἐνδέχεται καὶ δυνήσεσθ' ἐξιέναι καὶ μισθὸν ἕξετε. οὔ τοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι δι' ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου, εὐχερῶς τὰ τοιαῦτ' ὀνείδη φέρειν, οὐδ' ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας ἁρπάσαντας τὰ ὅπλα πορεύεσθαι, Φίλιππον δ' ἐᾶν πόλεις Ἑλληνίδας ἀνδραποδίζεσθαι δι' ἀπορίαν ἐφοδίων τοῖς στρατευομένοις.

Καὶ ταῦτ' οὐχ ἵν' ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως 21 προῄρημαι λέγειν (οὐ γὰρ οὕτως ἄφρων οὐδ' ἀτυχής εἰμ' ἐγώ, ὥστ' ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων)· ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι, καὶ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ

3 ὑμῖν FU   10 ἑαυτὸν U   13 τὰ F s. v.   14 ἕξεται ut videtur F^1 15 ἐλλείποντάς F^1 (sed ἐλ a scriba postea additum videtur) U Hermog. III 234, 14 W. (256, 14 R.): λείποντάς S   16 τῶν om. U^1 20 στρατευσομένοις Tournier   21 ἀπέχθωμαι] αι in ras. F   25 καὶ SF^1: καὶ γὰρ F^{2}U   26 ἀκούων S^1

ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες,
μιμοῦνται δ᾽ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς
πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν,
22 τὸν ὁμώνυμον ἐμαυτῷ, τὸν Περικλέα. ἐξ οὗ δ᾽ οἱ διερωτῶντες
ὑμᾶς οὗτοι πεφήνασι ῥήτορες „τί βούλεσθε; τί
γράψω; τί ὑμῖν χαρίσωμαι;“ προπέποται τῆς παραυτίκα
χάριτος τὰ τῆς πόλεως πράγματα, καὶ τοιαυτὶ συμβαίνει,
καὶ τὰ μὲν τούτων πάντα καλῶς ἔχει, τὰ δ᾽ ὑμέτερ᾽
23 αἰσχρῶς. καίτοι σκέψασθ᾽ ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν
κεφάλαι᾽ εἰπεῖν ἔχοι τῶν τ᾽ ἐπὶ τῶν προγόνων ἔργων καὶ
τῶν ἐφ᾽ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν | ὁ 35
XIX 269 λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν,
ἀλλ᾽ οἰκείοις ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γενέσθαι.
24 ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθ᾽ οἱ λέγοντες
οὐδ᾽ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν
καὶ τετταράκοντ᾽ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω
δ᾽ ἢ μύρια τάλαντ᾽ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουεν
δ᾽ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ
ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ
καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαι᾽ αὐτοὶ στρατευόμενοι,
μόνοι δ᾽ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις
25 δόξαν τῶν φθονούντων κατέλιπον. ἐπὶ μὲν δὴ τῶν
Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν
αὐτὴν θεάσασθ᾽ ὁποῖοι, ἔν τε τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις.
δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα

---

1 παρόντες U   6 χαρίσωμαι F mg.: χαρίσομαι SF text. U | προπέποται] αι in ras. F | παραυτίκα ἡδυνῆς καὶ χ. γρ. FU ex VI 27   12 χρωμένοις ὑμῖν Dion. H. de Dem. 1015 R.   13 γίγνεσθαι Dion.   15 οὗτοι ὑμᾶς U^1 | νῦν om. U   17 συνήγαγον γρ. S rec. U Dion.   22 κατέλιπον] inc. antiqua m. A | δὴ om. U   24 τε om. Dion. | καὶ ἐν] καὶ A   25 sq. τοσαῦτα καὶ τοιαῦτα A Dion.

καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις
ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν XXIII 207
λελεῖφθαι· ἰδίᾳ δ' οὕτω σώφρονες ἦσαν καὶ σφόδρ'
ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου 26
καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν, εἴ τις
ἄρ' οἶδεν ὑμῶν ὁποία ποτ' ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος
οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν ἐπράττετ'
αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος
ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ
δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δ' ἐν αὑτοῖς ἴσως διοικεῖν
μεγάλην εἰκότως ἐκτήσαντ' εὐδαιμονίαν. τότε μὲν 27
δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματ' ἐκείνοις, χρωμένοις
οἷς εἶπον προστάταις· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν
36 τῶν νῦν τὰ πράγματ' | ἔχει; ἆρά γ' ὁμοίως καὶ
παραπλησίως; οἷς — τὰ μὲν ἄλλα σιωπῶ, πόλλ' ἂν ἔχων
εἰπεῖν, ἀλλ' ὅσης ἅπαντες ὁρᾶτ' ἐρημίας ἐπειλημμένοι,
καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δ' ἀσχόλων
ὄντων, τῶν δ' ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ
τῶν πρωτείων ἡμῖν ἀντιτάξασθαι, ἐξὸν δ' ἡμῖν καὶ τὰ
ἡμέτερ' αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια
βραβεύειν, ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δ' ἢ 28

---

3 *λειφθῆναι* Dion. 4 *ἐν* om. S, add. s. v. F^1 5 *τὴν* om. AU Dion. 7sq. *αὐτοῖς ἐπράττετο* AU Dion. 8 *ἕκαστος αὔξειν* A Dion. 11 *ἐκέκτηντο* Dion. 13 *εἶπαν* ut videtur F^1 | *νῦν* AU | *ἡ* (*ὑ* s. v.) *μιν* F *ὑμῖν* AU Hermog. III 252, 14 W. (272, 5 R.). 350, 7 W. (365, 4 R.). 351, 15 W. (366, 12 R.) 14 *τῶν νῦν* SF Dion. c. M: *τούτων* AU Dion. c. B Hermog. | *καὶ* SF Dion.: *ἢ* AU 15 *οἷς* SF: *καὶ γρ.* FAU Dion. c. M^2, om. Dion. c. M^{1}BP Sauppe at v. Dionysii imitationem Archaeol. Rom. X 38, 2 *οἵ γε — τὰ μὲν ἄλλα .. σιωπῶ, ἀλλ' εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας κτλ.* | *ἂν* om. Dion. 16 *πάντες* Dion. 17 *καὶ* del. in r, secl. Dobree 19 *ὑμῖν* AU Dion. | *ἀντιτάξασθαι*] *ἀνταῖραι* Dion. cf. VI 5 | *δ'* om. Dion. Bekkeri Anecd. 136, 1 21 *οἰκείας*] *ει* in ras. F *οἰκίας γρ.* F

Is. VII 9 sq. χίλια καὶ πεντακόσια τάλαντ' ἀνηλώκαμεν εἰς οὐδὲν δέον,
οὓς δ' ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης
οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δ' ἐφ' ἡμᾶς αὐτοὺς
τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών,
πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρ' ἡμῶν αὐτῶν Φί-
29 λιππος. ἀλλ' ὦταν εἰ ταῦτα φαύλως, τά γ' ἐν αὐτῇ τῇ
πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι; τὰς
ἐπάλξεις ἃς κονιῶμεν, καὶ τὰς ὁδοὺς ἃς ἐπισκευάζομεν,
καὶ κρήνας, καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα
πολιτευομένους, ὧν οἱ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν,
οἱ δ' ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας
τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι·
ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονεν, τοσούτῳ
τὰ τούτων ηὔξηται.

30 Τί δὴ τὸ πάντων αἴτιον τούτων, καὶ τί δή ποθ' ἅπαντ'
εἶχε καλῶς τότε, καὶ νῦν οὐκ ὀρθῶς; ὅτι τότε μὲν πράττειν
καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης
τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν
ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων
ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλα-
31 βεῖν· | νῦν δὲ τοὐναντίον, κύριοι μὲν οἱ πολιτευόμενοι 37
τῶν ἀγαθῶν, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς
δ' ὁ δῆμος ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα,

---

4 *ἠσκήσαμεν* AU Hermog. III 175 W. (199, 20 R.) 5 *γέγονε* ante *Φίλ.* Hermog. | *ὁ φίλ.* A Dion. 7 *ἂν*] *δὴ* Dion. (praet. c. M²) | *ἔχῃ* S 8 *κονίομεν* S corr. U 9 *τὰ ταῦτα* A¹ *τὰ τοιαῦτα* A²U 10 *ταχὺ πλούσιοι* AU ex VIII 66 14 *ηὔξηται* AU Dion.: *ηὔξηκεν* S *ηὔξη*$\overset{\text{ται}}{\text{κεν}}$ F cf. ad IV 11 16 *τότε* XIII 31 [qui locus adf. ab Hermog. III 266, 5 W. (285, 5 R.)]: *τὸ* SFAU Dion. | *πράττειν* Rehdantz: *πρῶτον* SFAU Dion. *πρότερον* Sauppe 18 *ἢ* S¹ 22 *τῶν ἀγαθῶν οἱ πολ.* AU Dion.

συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν ἢ Βοηδρόμια πέμψωσιν οὗτοι, καὶ τὸ πάντων ἀνδρειότατον, τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἱ δ' ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι χειροήθεις αὐτοῖς ποιοῦντες. ἔστι δ' οὐδέποτ' 32 *οἶμαι μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· ὁποῖ' ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημ' ἔχειν. ταῦτα μὰ τὴν Δήμητρ' οὐκ ἂν θαυμάσαιμ' εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρ' ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρ' ἡμῖν ἐστιν, ἀλλ' ἔγωγ' ὅτι καὶ νῦν γέγονε θαυμάζω.*

Ἐὰν οὖν ἀλλὰ νῦν γ' ἔτ' ἀπαλλαγέντες τούτων τῶν 33 *ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρήσησθε, ἴσως ἄν, ἴσως ὦ ἄνδρες Ἀθηναῖοι τέλειόν τι καὶ μέγα κτήσαισθ' ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ*

---

1 *καὶ συμμ.* A [*καὶ* om. etiam Hermog. III 205 W. (229, 17 R.). 284 W. (256, 8 R.)] 2 *μεταδῶσι* AU Dion. | *θεωρικ*$\overset{o}{ῶ}$*ν* F *θεωρικὸν* A^{1}U Dion. (cuius c. M mutat in *θεωρικῶν*) 3 *Βοηδρόμια*] *βοίδια γρ.* S rec. *γρ.* FAU Dion. Hermog. III 234 W. (256, 10 R.) | *ἀνδρειότατον* S *γρ.* F: *ἀνανδρότατον γρ.* S rec. FAU Dion. 4 *προσωφείλετε* S^1 5 *ἡμᾶς* SF^1 | *τιθασσεύουσι* S^{2}F^{2}U Dion. 8 *ἂν* s. v. A om. Dion. (praet. c. M^2) 10 *δήμητραν* U | *μεῖζον* F^{1}A^1 11 *μοι* A Dion. | *ἢ τῶν* SF 12 *γενέσθαι*] *ἑκάστῳ* Dion. | *αἰεὶ* F | *ὑμῖν* FAU Dion. at *παρ' ἡμῖν* est *ἐν τῇ πόλει*, v. IX 3 14 *ἀλλὰ νῦν γ' ἔτι* SF: *ἔτι καὶ νῦν γρ.* FA *ἔτι νῦν* U 15 *ἐθελήσητε*] alt. *η* in ras. F | *τε* om. A 16 *οἴκοι*] *κοι* s. v. F 17 *χρῆσθαι* AU 18 *κτήσησθε* S *κτήσ*$\overset{η}{α}$*ισθε* F *κτήσεσθε* AU

τοῖς [ἀσθενοῦσι] παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις
ἔοικεν. καὶ γὰρ ἐκεῖν' οὔτ' ἰσχὺν ἐντίθησιν οὔτ' ἀποθνήσκειν
ἐᾷ· καὶ ταῦθ' ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτ'
ἐστίν, ὥστ' ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτ'
ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλ' ἔστι ταῦτα τὴν ἑκάστου
34 ῥᾳθυμίαν | ἡμῶν ἐπαυξάνοντα. „οὐκοῦν σὺ μισθοφορὰν 38
λέγεις;" φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν
I 30 σύνταξιν ἁπάντων ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν
ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιθ' ἡ πόλις, τοῦθ'
ὑπάρχοι. ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων,
τοῦ δι' ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος.
συμβαίνει τι τοιοῦτον οἷον καὶ τὰ νῦν· στρατιώτης αὐτὸς
ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ
ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας
ἡμῶν· ὅσ' οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ,
ταῦτ' ἐν ἴσῃ τάξει λαμβάνων πάντ' ἐφορῶν καὶ διοικῶν
35 ἃ χρὴ πράττεσθαι. ὅλως δ' οὔτ' ἀφελὼν οὔτε προσθείς,

---

1 *ἀσθενοῦσι* del. F. A. Wolf cf. Philostr. vit. Apoll. VII 26 | *διδομένοις* del. Cobet coll. prooem. LIII 4 *ἔχειν ὠφέλειαν* A 6 *ἡμῶν* $\overset{ὁ}{\text{S}}$: *ἡμῶν* F *ὑμῶν* A U | *ἐπαυξάνοντα*] *ανον* in ras. A prima litt. erasa fuit o (non *ἐπαύξοντα* fuisse vid.) 7 *φήσει τις*] *φήσεις* Dion. de Isaeo 608 R. 8 *ἁπάντων γρ.* F A U Dion.: *ἀπ' αὐτῶν* S F text. | *καινῶν* F *κοινῶν γρ.* F mg. 9 *ἕκαστος* post *λαμβ.* pon. Dion. 9 sq. *τοῦθ' ὑπάρχοι* S^{1}F: *τοῦτο παρέχοι* Dion. (unde ortum *εἰς τοῦθ' ἑτοίμως χρήσιμον ἑαυτὸν παρέχοι γρ.* F mg. U, cf. IV 7) *εἰς τοῦθ'* (*τοῦτο*) *ἕτοιμος ὑπάρχοι* S corr. rec. A (*ὑπάρχει*? A^1) 10 *οἴκοι δὲ* U^1 | *εἶ βελτίων* S rec. A U corr. *βελτίων εἶ* Dion. 11 *ἀνάγκη* S F A Dion. 12 *$\overset{ρ}{\text{τα}}$ νῦν* F 13 *λημάτων* F^1 15 *ἡμῶν* S F A U Dion. *ὑμῶν* Y suppl. | *νῦν ἀτάκτως* A | *ὠφελεῖ γρ.* S rec. A U Dion.: *ὠφελεῖται* S F 16 *λαμβάνων* S F^1 A^1 Dion. (cuius c. F *παραλαμβάνων*): *λαμβανέτω* F^2 s. v. *γρ.* F A^2 U 17 *πρά$\overset{τειν}{\text{ττεσθαι}}$* F | *ἀφελὼν*] *φ* in ras. 2 litt. F

πλὴν μικρῶν, τὴν ἀταξίαν ἀνελὼν εἰς τάξιν ἤγαγον τὴν
πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν,
τοῦ ποιεῖν τοῦθ᾽ ὅ τι καθ᾽ ἡλικίαν ἕκαστος ἔχοι
καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας. οὐκ ἔστιν ὅπου μηδὲν
ἐγὼ ποιοῦσι τὰ τῶν ποιούντων εἶπον ὡς δεῖ νέμειν,
οὐδ᾽ αὐτοὺς μὲν ἀργεῖν καὶ σχολάζειν καὶ ἀπορεῖν,
ὅ τι δ᾽ οἱ τοῦ δεῖνος νικῶσιν ξένοι, ταῦτα πυνθάνεσθαι·
ταῦτα γὰρ νυνὶ γίγνεται. καὶ οὐχὶ μέμφομαι τὸν 36
ποιοῦντά τι τῶν δεόντων ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ ὑμᾶς
ὑπὲρ ὑμῶν αὐτῶν ἀξιῶ πράττειν ταῦτ᾽ ἐφ᾽ οἷς ἑτέρους
τιμᾶτε, καὶ μὴ παραχωρεῖν ὦ ἄνδρες Ἀθηναῖοι τῆς τάξεως,
ἣν ὑμῖν οἱ πρόγονοι τῆς ἀρετῆς μετὰ πολλῶν καὶ
καλῶν κινδύνων κτησάμενοι κατέλιπον

Σχεδὸν εἴρηχ᾽ ἃ νομίζω συμφέρειν· ὑμεῖς δ᾽ ἕλοισθ᾽
ὅ τι καὶ τῇ πόλει καὶ ἅπασι συνοίσειν ὑμῖν μέλλει.

1 μικρῶν S (corr. a pr. m.) AU: μικρὸν S^{1}F τι μικρῶι Dion. 3 ἔχει A $\overset{\text{οι}}{\text{ἔχει}}$ U 4 τοῖς μηδὲν S rec. F rec. AU 5 ποιοῦσιν ἐγὼ A | ποιούντων A: ποιησόντων S corr. (ησον in ras. 3 vel 4 litt.; non ποιούντων fuisse videtur) FU 7 ὅ τι Frohberger: ὅτι SFAU cf. XIII 3 9 ἀλλὰ .. 10 ὑμῶν add. in mg. inf. A^1 | ὑμᾶς ὑπὲρ etiam F 10 ὑμῶν] υ in corr. F 13 καὶ μεγάλων ante κινδύνων add. A ex IX 74 15 πᾶσιν ὑμῖν συν. A ὑμῖν om. U

In S F subscriptum est (versuum numerus in S ab alt. m.)

’ΟΛΥΝΘΙΑΚΌΣ Γ̄
Η̄Η̄Η̄Δ̄Δ̄Π̄

in A

’ΟΛΥΝΘΙΑΚΌΣ Γ̄

in U

ΤΈΛΟΣ ’ΟΛΥΝΘΙΑΚΟΥ̃ ΛΌΓΟΥ Γʹ

28 X 14

IV

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Α 39

ΥΠΟΘΕΣΙΣ

Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ Ἀθηναῖοι φερόμενοι συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυμοῦντες. ὁ τοίνυν ῥήτωρ τήν τ' ἀθυμίαν πειρᾶται παύειν, λέγων οὐδὲν εἶναι θαυμαστὸν εἰ ῥαθυμοῦντες κεκράτηνται, καὶ εἰσηγεῖται πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν. κελεύει δὲ δύο δυνάμεις παρασκευάσασθαι, μίαν μὲν μείζω, πολιτικήν, ἥτις οἴκοι μένουσα πρὸς τὰς τῶν ἐπικαίρων χρείας ἕτοιμος ὑπάρξει, ἑτέραν δ' ἐλάττονα, ξένων ὄντων τῶν στρατευομένων, παραμεμιγμένων δὲ ⟨πολιτῶν. ταύτην δὲ⟩ κελεύει τὴν δύναμιν μὴ Ἀθήνησι μένειν μηδ' ἐκ τῆς πόλεως ποιεῖσθαι τὰς βοηθείας, ἀλλὰ περὶ τὴν Μακεδονίαν ἀναστρέφεσθαι πολεμοῦσαν ἀδιαλείπτως, ἵνα μὴ τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος ἢ καὶ τὸν χειμῶνα, ἡνίκ' Ἀθήνηθεν εἰς Μακεδονίαν πλεῖν οὐ δυνατόν, ἐπιχειρῇ τοῖς πράγμασιν καὶ παρὰ τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων ἁπάντων κρατῇ, ἀλλ' ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ.

Is. VI 2 Prooem. I *Εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετ' ὦ* 40 *ἄνδρες Ἀθηναῖοι λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν*

Argumentum habet etiam S a m. recentissima; praeterea cf. Gregorius Corinthius VII 1199 n. 79, 1207 sq. W. *Ὑπόθεσις λόγου οὗ ἡ ἀρχὴ εἰ μὲν περὶ καινοῦ τινὸς ὦ ἄνδρες προυτίθετο λέγειν* F 5 *δὲ* F m Greg.: *δὴ* SY | *δύο* om. F 7 *τῶν ἐπικαίρων* F m Greg.: *ἐπικαίρων* Y^1 *ἐπὶ καιρῶν* Y corr. U *κατὰ καιρὸν* S | *ἕτοιμος*] *μος* add. F mg. | *ἐλάττω* S 8 sq. *πολιτῶν. ταύτην δὲ* add. Sauppe 9 *καὶ κελεύει* UY m 15 *κρατήσηι* U | *πρὸς αὐτὸν* post *δύναμις* iterant FYU m | *ὑπάρχει* F

εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν
ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότ᾽ ἂν
αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν· ἐπειδὴ δ᾽ ὑπὲρ ὧν
πολλάκις εἰρήκασιν οὗτοι πρότερον συμβαίνει καὶ νυνὶ
σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγ-
γνώμης τυγχάνειν. εἰ γὰρ ἐκ τοῦ παρεληλυθότος χρόνου
τὰ δέονθ᾽ οὗτοι συνεβούλευσαν, οὐδὲν ἂν ὑμᾶς νῦν ἔδει
βουλεύεσθαι.

Πρῶτον μὲν οὖν οὐκ ἀθυμητέον ὦ ἄνδρες Ἀθηναῖοι 2
τοῖς παροῦσι πράγμασιν, οὐδ᾽ εἰ πάνυ φαύλως ἔχειν δο-
κεῖ. ὃ γάρ ἐστι χείριστον αὐτῶν ἐκ τοῦ παρεληλυθότος Prooem. XXX
χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί
οὖν ἐστι τοῦτο; ὅτι οὐδὲν ὦ ἄνδρες Ἀθηναῖοι τῶν δεόν-
των ποιούντων ὑμῶν κακῶς τὰ πράγματ᾽ ἔχει· ἐπεί τοι,
εἰ πάνθ᾽ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδ᾽ ἂν
ἐλπὶς ἦν αὐτὰ βελτίω γενέσθαι. ἔπειτ᾽ ἐνθυμητέον καὶ 3
παρ᾽ ἄλλων ἀκούουσιν καὶ τοῖς εἰδόσιν αὐτοῖς ἀναμιμνη-
σκομένοις, ἡλίκην ποτ᾽ ἐχόντων δύναμιν Λακεδαιμονίων,
ἐξ οὗ χρόνος οὐ πολύς, ὡς καλῶς καὶ προσηκόντως οὐδὲν
ἀνάξιον ὑμεῖς ἐπράξατε τῆς πόλεως, ἀλλ᾽ ὑπεμείναθ᾽
ὑπὲρ τῶν δικαίων τὸν πρὸς ἐκείνους πόλεμον. τίνος οὖν
41 ἕνεκα ταῦτα λέγω; | ἵν᾽ εἰδῆτ᾽ ὦ ἄνδρες Ἀθηναῖοι καὶ

3 καὶ αὐτὸς A Hermog. III 274 W. (292, 11 R.) ex prooem. I | δ᾽ ὑπὲρ SF¹A Hermog.: δὲ περὶ F²U 4 νῦν U 7 $\overset{\alpha}{\text{ο}}$ὗτοι F αὐτοὶ U | συνεβούλευ$\overset{\text{ον}}{\text{σαν}}$ F συνεβούλευον AU | $\overset{\eta}{\text{ὑ}}$μᾶς F ἡμᾶς A | ἔδει νῦν U¹ 8 βουλεύεσθαι περὶ αὐτῶν A 14 τοι εἰ Bekker (ex IX 5): εἴ τοι SF τοί γ᾽ εἰ γρ. FAU 15 προσῆκ$\overset{\text{ει}}{\text{ε}}$ F προσήκει γρ. FAU 16 αὐτὰ] αὐτῷ U 20 τῆς πόλεως ὑμεῖς ἐπρ. AU 21 ἑλληνικῶν δικαίων γρ. FA ex II 24 22 λέγω … ἐνενήκοντα καὶ § 28 perierunt in A | ἴδητε Blass

θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοις ὑμῖν ἐστι φοβερόν,
οὔτ', ἂν ὀλιγωρῆτε, τοιοῦτον οἷον ἂν ὑμεῖς βούλοισθε,
παραδείγμασι χρώμενοι τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων,
ἧς ἐκρατεῖτ' ἐκ τοῦ προσέχειν τοῖς πράγμασι
τὸν νοῦν, καὶ τῇ νῦν ὕβρει τούτου, δι' ἣν ταραττόμεθ'
4 ἐκ τοῦ μηδὲν φροντίζειν ὧν ἐχρῆν. εἰ δέ τις ὑμῶν ὦ
ἄνδρες Ἀθηναῖοι δυσπολέμητον οἴεται τὸν Φίλιππον
εἶναι, σκοπῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως
καὶ τὸ τὰ χωρία πάντ' ἀπολωλέναι τῇ πόλει, ὀρθῶς
μὲν οἴεται, λογισάσθω μέντοι τοῦθ', ὅτι εἴχομέν ποθ'
ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι Πύδναν καὶ Ποτείδαιαν καὶ
Μεθώνην καὶ πάντα τὸν τόπον τοῦτον οἰκεῖον κύκλῳ,
καὶ πολλὰ τῶν μετ' ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα
καὶ ἐλεύθερ' ὑπῆρχεν καὶ μᾶλλον ἡμῖν ἐβούλετ'
5 ἔχειν οἰκείως ἢ 'κείνῳ. εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην
ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν ἐστιν Ἀθηναίοις
ἔχουσι τοσαῦτ' ἐπιτειχίσματα τῆς αὑτοῦ χώρας
ἔρημον ὄντα συμμάχων, οὐδὲν ἂν ὧν νυνὶ πεποίηκεν
ἔπραξεν οὐδὲ τοσαύτην ἐκτήσατο δύναμιν. ἀλλ' εἶδεν
ὦ ἄνδρες Ἀθηναῖοι τοῦτο καλῶς ἐκεῖνος, ὅτι ταῦτα μέν
ἐστιν ἅπαντα τὰ χωρί' ἆθλα τοῦ πολέμου κείμεν' ἐν
μέσῳ, φύσει δ' ὑπάρχει τοῖς παροῦσι τὰ τῶν ἀπόντων,
καὶ τοῖς ἐθέλουσι πονεῖν καὶ κινδυνεύειν τὰ τῶν ἀμελούντων.
6 καὶ γάρ τοι ταύτῃ χρησάμενος τῇ γνώμῃ πάντα

---

1 θεάσησθε] λογίσησθε γρ. F γρ. U 2 ἐὰν U | βούλοισθε G. H. Schaefer: βούλησθε SFU 6 ἂν δ' ἄρα super εἰ δέ τις U^1 8 τῆς νῦν F rec. U 9 τὸ S rec. U: τῶι S^{1}F 11 ἡμεῖς om. F^1 add. s. v. 14 ἡμῖν vulg: ὑμῖν SFU 17 τοσαῦτα S F^1: τοιαῦτα F corr. U | αὑτοῦ] αὑτῶι S^1 18 ἔρημος ὢν τότε S rec. U^1(?) 19 ἂν δύναμιν A suppl. Y suppl. | ᾔδειν Cobet, cf. VI 8 24 τοι ταύτῃ SU: τοιαύτηι F

κατέστραπται καὶ ἔχει, τὰ μὲν ὡς ἂν ἑλών τις [ἔχοι] πολέμῳ,
42 τὰ δὲ σύμμαχα καὶ φίλα ποιησά|μενος· καὶ γὰρ
συμμαχεῖν καὶ προσέχειν τὸν νοῦν τούτοις ἐθέλουσιν
ἅπαντες, οὓς ἂν ὁρῶσι παρεσκευασμένους καὶ πράττειν
ἐθέλοντας ἃ χρή. ἂν τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι καὶ ὑμεῖς 7
ἐπὶ τῆς τοιαύτης ἐθελήσητε γενέσθαι γνώμης νῦν, ἐπειδήπερ
οὐ πρότερον, καὶ ἕκαστος ὑμῶν, οὗ δεῖ καὶ δύναιτ'
ἂν παρασχεῖν αὑτὸν χρήσιμον τῇ πόλει, πᾶσαν ἀφεὶς
[τὴν] εἰρωνείαν ἕτοιμος πράττειν ὑπάρξῃ, ὁ μὲν χρήματ'
ἔχων εἰσφέρειν, ὁ δ' ἐν ἡλικίᾳ στρατεύεσθαι—συνελόντι
δ' ἁπλῶς, ἂν ὑμῶν αὐτῶν ἐθελήσητε γενέσθαι καὶ παύσησθ'
αὐτὸς μὲν οὐδὲν ἕκαστος ποιήσειν ἐλπίζων, τὸν
δὲ πλησίον πάνθ' ὑπὲρ αὐτοῦ πράξειν, καὶ τὰ ὑμέτερ'
αὐτῶν κομιεῖσθ', ἂν θεὸς θέλῃ, καὶ τὰ κατερρᾳθυμημένα
πάλιν ἀναλήψεσθε, κἀκεῖνον τιμωρήσεσθε. μὴ γὰρ ὡς 8
θεῷ νομίζετ' ἐκείνῳ τὰ παρόντα πεπηγέναι πράγματ'
ἀθάνατα, ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον καὶ δέδιεν ὦ ἄνδρες
Ἀθηναῖοι καὶ φθονεῖ, καὶ τῶν πάνυ νῦν δοκούντων
οἰκείως ἔχειν· καὶ ἅπανθ' ὅσαπερ κἂν ἄλλοις τισὶν
ἀνθρώποις ἔνι, ταῦτα κἀν τοῖς μετ' ἐκείνου χρὴ νομίζειν
ἐνεῖναι. κατέπτηχε μέντοι πάντα ταῦτα νῦν, οὐκ
ἔχοντ' ἀποστροφὴν διὰ τὴν ὑμετέραν βραδυτῆτα καὶ
ῥᾳθυμίαν· ἣν ἀποθέσθαι φημὶ δεῖν ἤδη. ὁρᾶτε γὰρ ὦ 9
ἄνδρες Ἀθηναῖοι τὸ πρᾶγμα, οἷ προελήλυθεν ἀσελγείας

---

1 ἔχοι om. Aug. 3 del. post Kruegerum Blass; Dem. XXVII 48 XXXIX 22 Xen. Hell. III 1, 14 comparari non possunt | γρ. πολέμου νόμω F mg. 8 αὑτὸν post πόλει pon. U 9 τὴν del. Frohberger coll. Soph. Phil. 120; cf. et. Dion. de Dem. p. 1025 R. | ἑτοίμως S^{1}U ἑτοίμ$\overset{o}{ω}$ς F | ὑπαρξ$\overset{η}{ει}$ U 11 ἁπλῶς om. A suppl. del. Cobet | εἰπεῖν post ἁπλῶς add. F rec. s. v. U | ἂν Benseler: ἣν SFU 19 ἔχειν αὐτῶι FU | πάντα U 21 εἶναι U | ταῦτα πάντα FU

ἄνθρωπος, ὃς οὐδ' αἵρεσιν ὑμῖν δίδωσι τοῦ πράττειν ἢ
ἄγειν ἡσυχίαν, ἀλλ' ἀπειλεῖ καὶ λόγους ὑπερηφάνους,
ὥς φασι, λέγει, καὶ οὐχ οἷός ἐστιν ἔχων ἃ κατέστραπται
μένειν ἐπὶ τούτων, ἀλλ' ἀεί τι προσπεριβάλλεται, καὶ
κύκλῳ πανταχῇ | μέλλοντας ἡμᾶς καὶ καθημένους περι- 43
10 στοιχίζεται. πότ' οὖν ὦ ἄνδρες Ἀθηναῖοι, πόθ' ἃ χρὴ 6
πράξετε; ἐπειδὰν τί γένηται; „ἐπειδὰν νὴ Δί' ἀνάγκη τις
ᾖ.“ νῦν δὲ τί χρὴ τὰ γιγνόμεν' ἡγεῖσθαι; ἐγὼ μὲν γὰρ
οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν
πραγμάτων αἰσχύνην εἶναι. ἢ βούλεσθ', εἰπέ μοι, περι-
όντες αὑτῶν πυνθάνεσθαι· „λέγεταί τι καινόν;“ γένοιτο
γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους κατα-
11 πολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; „τέθνηκε Φί-
λιππος;“ „οὐ μὰ Δί', ἀλλ' ἀσθενεῖ.“ τί δ' ὑμῖν διαφέ-
ρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον
Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγ-
μασι τὸν νοῦν· οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην
τοσοῦτον ἐπηύξηται, ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν.
12 καίτοι καὶ τοῦτο· εἴ τι πάθοι καὶ τὰ τῆς τύχης ἡμῖν,
ἥπερ ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα,
καὶ τοῦτ' ἐξεργάσαιτο, ἴσθ' ὅτι πλησίον μὲν ὄντες, ἅπα-

---

1 ἅνθρωπος S: ἄνθρωπος F U 3 post οἷός add. τε F s. v. 4 αἰεὶ F | τι] ι in ras. S | καὶ punctis del. F et post κύκλῳ add. rec. κύκλω καὶ U 5 περιστοιχίζεται] γράφεται ἐν ἄλλοις περισχοινίζεται Harpocr. s. v. 7 γεγένηται U¹ | τις om. S 8 ᾖ non legisse videtur schol. p. 150, 1; τις ᾖ del. Blass 9 οἶμαι U 10 πραγμάτων S F γρ. U: πεπραγμένων U | εἰπέ] τε add. s. v. F rec. 11 post πυνθάνεσθαι add. κατὰ τὴν ἀγοράν S rec. mg. F s. v. U ex XI 17 16 ἐάνπερ U 18 ἐπηύξηται F²U: ἐπηύξηκεν SF¹ cf. III 29 vitium usitatum cf. Lucian. soloec. c. 4 | $\overset{\text{ὑ}}{\text{ἡ}}$μετέραν F | ἀμέλειαν] γρ. καὶ ῥαθυμίαν F 19 τι erasum in S om. U τοι F $\overset{\text{ο}}{\text{τ}}$ὰ F | ἡμῖν ὑπάρξηι F ὑπάρξαι add. S rec. mg. U 20 αἰεὶ F

σιν ἂν τοῖς πράγμασι τεταραγμένοις ἐπιστάντες ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων τῶν καιρῶν Ἀμφίπολιν δέξασθαι δύναισθ' ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.

Ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέλοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων παύομαι λέγων· τὸν δὲ τρόπον τῆς παρασκευῆς, ἥν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ἡμᾶς οἴομαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕστινας χρημάτων, καὶ τἄλλ' ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκεῖ 13
44 παρασκευ|ασθῆναι, καὶ δὴ πειράσομαι λέγειν, δεηθεὶς ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι τοσοῦτον. ἐπειδὰν ἅπαντ' 14 ἀκούσητε, κρίνατε, μὴ πρότερον προλαμβάνετε· μηδ' ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρασκευὴν λέγειν, ἀναβάλλειν με τὰ πράγμαθ' ἡγείσθω. οὐ γὰρ οἱ „ταχὺ“ καὶ Prooem. XXI 4 „τήμερον“ εἰπόντες μάλιστ' εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γ' ἤδη γεγενημένα τῇ νυνὶ βοηθείᾳ κωλῦσαι δυνηθείημεν), ἀλλ' ὃς ἂν δείξῃ, τίς πορισθεῖσα παρασκευὴ 15 καὶ πόση καὶ πόθεν διαμεῖναι δυνήσεται, ἕως ἂν ἢ δια- XIV 2 λυσώμεθα πεισθέντες τὸν πόλεμον ἢ περιγενώμεθα τῶν ἐχθρῶν· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς. οἶμαι τοίνυν ἐγὼ ταῦτα λέγειν ἔχειν, μὴ κωλύων εἴ τις ἄλλος ἐπαγγέλλεταί τι. ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμ' ἤδη τὸν ἔλεγχον δώσει, κριταὶ δ' ὑμεῖς ἔσεσθε.

2 βούλ$\overset{η}{ε}$σθε F | διοικήσαισθε F rec.: διοικήσεσθε SF^1 διοικήσετε U | διδόντων ὑμῖν F 3 δύνεσθ' S^1 6 ἑτοίμους S corr. ἑ̣τοίμ$\overset{ω}{ο}$υς F 8 $\overset{ὑ}{ἡ}$μᾶς F 9 οἴομαι] ἡγοῦμαι γρ. FU 10 δοκῆι S 13 καὶ μὴ FU 14 γρ. καὶ ἀναβαλέσθαι S rec. ἀναβάλλεσθαι γρ. FU 18 ὃς FU: ὡς S | πορισθεῖσα S F: πονηθεῖσα U 19 ἕως SU: τέως F 22 κωλύων] καταλύων S κατακωλύων coni. Weil

16 *Πρῶτον μὲν τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι τριήρεις πεντήκοντα*
παρασκευάσασθαι φημὶ δεῖν, εἶτ' αὐτοὺς οὕτω
τὰς γνώμας ἔχειν, ὡς, ἐάν τι δέῃ, πλευστέον εἰς ταύτας
αὐτοῖς ἐμβᾶσιν. πρὸς δὲ τούτοις τοῖς ἡμίσεσι τῶν ἱππέων
ἱππαγωγοὺς τριήρεις καὶ πλοῖ' ἱκανὰ εὐτρεπίσαι κελεύω.
17 *ταῦτα μὲν οἶμαι δεῖν ὑπάρχειν ἐπὶ τὰς ἐξαίφνης ταύτας*
ἀπὸ τῆς οἰκείας χώρας αὐτοῦ στρατείας εἰς Πύλας καὶ
Χερρόνησον καὶ Ὄλυνθον καὶ ὅποι βούλεται (δεῖ γὰρ
ἐκείνῳ τοῦτ' ἐν τῇ γνώμῃ παραστῆσαι, ὡς ὑμεῖς ἐκ τῆς
ἀμελείας ταύτης τῆς ἄγαν, ὥσπερ εἰς Εὔβοιαν καὶ πρότερόν
ποτέ φασιν εἰς Ἁλίαρτον καὶ τὰ τελευταῖα πρῴην
18 *εἰς Πύλας, ἴσως ἂν ὁρμήσαιτε· οὔτοι παντελῶς, οὐδ' εἰ*
μὴ ποιή|σαιτ' ἂν τοῦτο, ὡς ἔγωγέ φημι δεῖν, εὐκαταφρόνητόν 45
ἐστιν), ἵν' ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμᾶς
(εἴσεται γὰρ ἀκριβῶς· εἰσὶν γάρ, εἰσὶν οἱ πάντ' ἐξαγγέλλοντες
ἐκείνῳ παρ' ἡμῶν αὐτῶν πλείους τοῦ δέοντος)
ἡσυχίαν ἔχῃ, ἢ παριδὼν ταῦτ' ἀφύλακτος ληφθῇ, μηδενὸς
ὄντος ἐμποδὼν πλεῖν ἐπὶ τὴν ἐκείνου χώραν ὑμῖν, ἐὰν
19 *ἐνδῷ καιρόν. ταῦτα μέν ἐστιν ἃ πᾶσι δεδόχθαι φημὶ δεῖν*
καὶ παρεσκευάσθαι προσήκειν οἴομαι· πρὸ δὲ τούτων δύναμίν
τιν' ὦ ἄνδρες Ἀθηναῖοι φημὶ προχειρίσασθαι δεῖν
ἡμᾶς, ἣ συνεχῶς πολεμήσει καὶ κακῶς ἐκεῖνον ποιήσει.
μή μοι μυρίους μηδὲ δισμυρίους ξένους, μηδὲ τὰς ἐπιστολιμαίους
ταύτας δυνάμεις, ἀλλ' ἣ τῆς πόλεως ἔσται,

7 *στρατιὰς* U 8 *δεῖ* .. 14 *ἐστιν* interpositionem esse cognovit v. Bamberg 9 *παραστῆσαι* S: *παραστῆναι* FU 10 *ταυτησὶ* U 12 *ὁρμήσετε* S^{1}U *ὁρμήσητε* S rec. 13 *ποιήσετ'* S Hermog III 51 W. (79, 11 R.) | *ἂν*] *αὐτὸ* Deuerling | *ἂν τοῦτο*]*νὴ Δία* Hermog. *φημι δεῖν*]*κρίνω* Hermog. ut est VI 15 X 6. 49. XV 8 17 *ἡσυχίαν ἔχῃ*]*ἀπόσχηται* Hermog. 19 *καιρόν* S: *καιρός* FU 20 *παρεσκευάσθαι* S corr. F corr.: *παρασκευάσθαι* S^{1}U *παρασκευάσασθαι* F^1 | *οἶμαι* FU | *πρὸς δὲ τούτοις γρ.* FU 22 *ὑμᾶς* Y suppl. 24 *ἔστ*$\overset{ω}{\text{αι}}$ F

κἂν ὑμεῖς ἕνα κἂν πλείους κἂν τὸν δεῖνα κἂν ὁντινοῦν
χειροτονήσητε στρατηγόν, τούτῳ πείσεται καὶ ἀκολουθήσει.
καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω. ἔσται δ' αὕτη 20
τίς ἡ δύναμις; καὶ πόση; καὶ πόθεν τὴν τροφὴν ἕξει;
καὶ πῶς ταῦτ' ἐθελήσει ποιεῖν; ἐγὼ φράσω, καθ' ἕκαστον
τούτων διεξιὼν χωρίς. ξένους μὲν λέγω—καὶ ὅπως μὴ
ποιήσεθ' ὃ πολλάκις ὑμᾶς ἔβλαψεν· πάντ' ἐλάττω νομίζοντες
εἶναι τοῦ δέοντος, καὶ τὰ μέγιστ' ἐν τοῖς ψηφίσμασιν
αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ
ποιεῖτε· ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαντες τούτοις
προστίθετε, ἂν ἐλάττω φαίνηται. λέγω δὴ τοὺς πάντας 21
στρατιώτας δισχιλίους, τούτων δ' Ἀθηναίους φημὶ δεῖν
εἶναι πεντακοσίους, ἐξ ἧς ἄν τινος ὑμῖν ἡλικίας καλῶς
ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν
46 τοῦτον, ἀλλ' ὅσον ἂν δοκῇ καλῶς | ἔχειν, ἐκ διαδοχῆς
ἀλλήλοις· τοὺς δ' ἄλλους ξένους εἶναι κελεύω. καὶ μετὰ
τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντ' Ἀθηναίους
τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον
στρατευομένους· καὶ ἱππαγωγοὺς τούτοις. εἶεν· τί 22
πρὸς τούτοις ἔτι; ταχείας τριήρεις δέκα· δεῖ γάρ, ἔχοντος
ἐκείνου ναυτικόν, καὶ ταχειῶν τριήρων ἡμῖν, ὅπως ἀσφαλῶς
ἡ δύναμις πλέῃ. πόθεν δὴ τούτοις ἡ τροφὴ γενήσεται;
ἐγὼ καὶ τοῦτο φράσω καὶ δείξω, ἐπειδάν, δι' ὅτι
τηλικαύτην ἀποχρῆν οἶμαι τὴν δύναμιν καὶ πολίτας τοὺς
στρατευομένους εἶναι κελεύω, διδάξω.

---

1 τινοῦν S 3 αὐτὴ U 5 ἐθελήσετε FU 7 ποιήσετε Bekker: ποιήσητε S ποιήσητε τοῦθ' FU | ἅπαντα γρ. FU 10 καὶ πορίσαντες add. F^1 s.v.; alterum participium suspectabat L. Spengel 17 τούτων εἶναι F 19 τί om. F text. γρ. τί F mg. 24 τοὺς συστρατευσομένους Dobree (-σαμένους typothetae error videtur) cf. § 28 συστρατευομένους sine art. Voemel

23 Τοσαύτην μὲν ὦ ἄνδρες Ἀθηναῖοι διὰ ταῦτα, ὅτι οὐκ ἔνι νῦν ἡμῖν πορίσασθαι δύναμιν τὴν ἐκείνῳ παραταξομένην, ἀλλὰ λῃστεύειν ἀνάγκη καὶ τούτῳ τῷ τρόπῳ τοῦ πολέμου χρῆσθαι τὴν πρώτην· οὐ τοίνυν ὑπέρογκον αὐτήν (οὐ γὰρ ἔστι μισθὸς οὐδὲ τροφή), οὐδὲ παντελῶς ταπεινὴν εἶναι δεῖ. πολίτας δὲ παρεῖναι καὶ συμπλεῖν διὰ ταῦτα κελεύω, ὅτι καὶ πρότερόν ποτ' ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πολύστρατος ἡγεῖτο καὶ Ἰφικράτης καὶ Χαβρίας καὶ ἄλλοι τινές, καὶ αὐτοὺς ὑμᾶς συστρατεύεσθαι· καὶ οἶδ' ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθ' ὑμῶν ἐνίκων οὗτοι οἱ ξένοι

24 καὶ ὑμεῖς μετ' ἐκείνων. ἐξ οὗ δ' αὐτὰ καθ' αὑτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ' ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασι. καὶ παρακύψαντ' ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς Ἀρτάβαζον καὶ πανταχοῖ μᾶλλον οἴχεται πλέοντα, ὁ δὲ στρατηγὸς | ἀκολουθεῖ, εἰκότως· οὐ γὰρ ἔστ' ἄρχειν μὴ δι- 47

25 δόντα μισθόν. τί οὖν κελεύω; τὰς προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτῶν, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας· ἐπεὶ νῦν γε γέλως ἔσθ' ὡς χρώμεθα τοῖς πράγμασιν. εἰ γὰρ ἔροιτό τις ὑμᾶς· „εἰρήνην ἄγετ' ὦ ἄνδρες Ἀθηναῖοι;“ „μὰ Δί' οὐχ

26 ἡμεῖς γ'," εἴποιτ' ἄν, „ἀλλὰ Φιλίππῳ πολεμοῦμεν.“ οὐκ

---

2 $\overset{\text{ὑ}}{\text{ἡ}}$μῖν F 4 τοίνυν οὐθ' FU 5 οὔτε παντελῶς U 8 πολὺσ στρατὸς S¹ 9 Ἰφικράτης] post ἰφι duae litt. erasae in F 10 ὑμᾶς αὐτοὺς F 11 ἡμῶν F 12 τὰ add. S¹ s. v. 16 πανταχοῦ FU 17 ἔστ'] ἐσ vel. ἐτι F¹ ἐστιν F² U 21 στρατηγουμένων] δρωμένων Liban. III 318 R. secutus Blass | παρακαταστήσοντας U 24 γ' om. U | ἂν] ν in ras. F | οὐ καὶ χειροτονεῖτε ut vid. S¹

ἐχειροτονεῖτε δ' ἐξ ὑμῶν αὐτῶν δέκα ταξιάρχους καὶ
στρατηγοὺς καὶ φυλάρχους καὶ ἱππάρχους δύο; τί οὖν
οὗτοι ποιοῦσι; πλὴν ἑνὸς ἀνδρός, ὃν ἂν ἐκπέμψητ' ἐπὶ
τὸν πόλεμον, οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ
τῶν ἱεροποιῶν· ὥσπερ γὰρ οἱ πλάττοντες τοὺς πηλίνους,
εἰς τὴν ἀγορὰν χειροτονεῖτε τοὺς ταξιάρχους καὶ τοὺς
φυλάρχους, οὐκ ἐπὶ τὸν πόλεμον. οὐ γὰρ ἐχρῆν ὦ ἄνδρες 27
Ἀθηναῖοι ταξιάρχους παρ' ὑμῶν, ἵππαρχον παρ' ὑμῶν,
ἄρχοντας οἰκείους εἶναι, ἵν' ἦν ὡς ἀληθῶς τῆς πόλεως
ἡ δύναμις; ἀλλ' εἰς μὲν Λῆμνον τὸν παρ' ὑμῶν ἵππαρχον
δεῖ πλεῖν, τῶν δ' ὑπὲρ τῶν τῆς πόλεως κτημάτων
ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν. καὶ οὐ τὸν ἄνδρα
μεμφόμενος ταῦτα λέγω, ἀλλ' ὑφ' ὑμῶν ἔδει κεχειροτονημένον
εἶναι τοῦτον, ὅστις ἂν ᾖ.

Ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν 28
χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα ποθεῖτ' ἀκοῦσαι.
τοῦτο δὴ καὶ περαίνω. χρήματα τοίνυν· ἔστιν μὲν
ἡ τροφή, σιτηρέσιον μόνον, τῇ δυνάμει ταύτῃ τάλαντ'
ἐνενήκοντα καὶ μικρόν τι πρός, δέκα μὲν ναυσὶ ταχείαις
48 τετταρά|κοντα τάλαντα, εἴκοσιν εἰς τὴν ναῦν μναῖ τοῦ
μηνὸς ἑκάστου, στρατιώταις δὲ δισχιλίοις τοσαῦθ' ἕτερα,
ἵνα δέκα τοῦ μηνὸς ὁ στρατιώτης δραχμὰς σιτηρέσιον
λαμβάνῃ, τοῖς δ' ἱππεῦσι διακοσίοις οὖσιν, ἐὰν τριάκοντα
δραχμὰς ἕκαστος λαμβάνῃ τοῦ μηνός, δώδεκα τά-

---

1 sq. στρατηγοὺς καὶ ταξιάρχους δέκα U^{1} 2 ἱππάρχους καὶ φυλάρχους U 3 πέμψητε U schol. Patm. 8 ἱππάρχους F pap. Gen. Hermog. III 285 (303, 23 R. cf. 316, 14 R.) | ἵππαρχον παρ' ὑμῶν om. U 10 ἵππαρχον non omisisse vid. pap. Gen. 11 τῶν ante τῆς om. FU^{1} 13 ἡμῶν F 17 περανῶ FU cf. XIV 22 18 σιτηρέσιον τοῖς στρατευομένοις FU ex § 29 20 μνᾶ ut vid. S^{1} 21 τοσαῦτ' A^{1} 22 δραχμὰς ὁ στρατιώτης pap. Gen. 23 ἐὰν SF: ἂν U ἀνὰ A | s. τριάκοντα hab. ἑκατὸν S rec.

29 λαντα. εἰ δέ τις οἴεται μικρὰν ἀφορμὴν εἶναι, σιτηρέσιον τοῖς στρατευομένοις ὑπάρχειν, οὐκ ὀρθῶς ἔγνωκεν· ἐγὼ γὰρ οἶδα σαφῶς ὅτι, τοῦτ' ἂν γένηται, προσποριεῖ τὰ λοίπ' αὐτὸ τὸ στράτευμ' ἀπὸ τοῦ πολέμου, οὐδένα τῶν Ἑλλήνων ἀδικοῦν οὐδὲ τῶν συμμάχων, ὥστ' ἔχειν μισθὸν ἐντελῆ. ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦθ' οὕτως ἔχῃ. πόθεν οὖν ὁ πόρος τῶν χρημάτων, ἃ παρ' ὑμῶν κελεύω γενέσθαι; τοῦτ' ἤδη λέξω.

ΠΟΡΟΥ ΑΠΟΔΕΙΞΙΣ

30 Ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δεδυνήμεθ' εὑρεῖν, ταῦτ' ἐστίν· ἐπειδὰν δ' ἐπιχειροτονῆτε τὰς γνώμας, ἂν ὑμῖν ἀρέσκῃ, χειροτονήσετε, ἵνα μὴ μόνον ἐν τοῖς ψηφίσμασι καὶ ταῖς ἐπιστολαῖς πολεμῆτε Φιλίππῳ, ἀλλὰ καὶ ἐν τοῖς ἔργοις.

31 Δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἰ τὸν τόπον ὦ ἄνδρες Ἀθηναῖοι τῆς χώρας, πρὸς ἣν πολεμεῖτε, ἐνθυμηθείητε, καὶ λογίσαισθ' ὅτι τοῖς πνεύμασι καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος, καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶν' ἐπιχειρεῖ,
32 ἡνίκ' ἂν ἡμεῖς μὴ δυναίμεθ' ἐκεῖσ' ἀφικέσθαι. δεῖ τοί-

1 *εἶναι* punctis del. F om. AU 2 *τοῖς στρατευομένοις* ante *σιτηρέσιον* pon. AU 3 *ἂν τοῦτο* AU | 3 sq. *τὰ*] *λοιπὰ πρ[οσπ..* pap. Gen. | *προσποριεῖται* r Kuesterus 7 *ἂν* AU 8 *ἃ* om. A^1 | *γενήσεται* FAU 12 *ἐπιχειροτονεῖτε* A^1 *ἐπιχειροτονῇ τις* coni. Blass coll. XXIV 39. XXI 3 *ἐπιχειροτονήσῃ* (sc. *ὁ πρύτανις*) Tournier; at v. XXIV 26 | *ἂν* Sauppe Dobree: *ἃ ἂν* SFAU 13 *ἀρέσκει* U^1 | *χειροτονήσετε* S^{1}F^1: *χειροτονήσατε* S^{2}F^{2}AU | *ἐν* om. AU 15 *ἐν τοῖς* S: *τοῖς* FAU cf. VIII 22 17 *τὸν* om. S 18 *πολεμήσετε* AU 19 *λογίσασθε* F^1 *λογίσ$\overset{η}{α}$ισθε* F^2 *λογίσεσθε* AU 21 *ἐπιτηρεῖ* F 22 *μὴ* om. A^1 add. A^2 *δυνώμεθα* F^{2}AU

49 νυν ταῦτ' ἐνθυμουμένους | μὴ βοηθείαις πολεμεῖν (ὑστεριοῦμεν
γὰρ ἁπάντων), ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ
δυνάμει. ὑπάρχει δ' ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει
Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ
τῷ τόπῳ νήσοις, ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ
στρατεύματι πάνθ' ὑπάρχει· τὴν δ' ὥραν τοῦ ἔτους, ὅτε
καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων
ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων
στόμασι ῥᾳδίως ἔσται.

Ἃ μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει, παρὰ τὸν 33
καιρὸν ὁ τούτων κύριος καταστὰς ὑφ' ὑμῶν βουλεύσεται·
ἃ δ' ὑπάρξαι δεῖ παρ' ὑμῶν, ταῦτ' ἐστὶν ἁγὼ γέγραφα.
ἂν ταῦτ' ὦ ἄνδρες Ἀθηναῖοι πορίσητε, τὰ χρήματα
πρῶτον λέγω, εἶτα καὶ τἆλλα παρασκευάσαντες,
τοὺς στρατιώτας, τὰς τριήρεις, τοὺς ἱππέας, ἐντελῆ πᾶσαν
τὴν δύναμιν νόμῳ κατακλείσητ' ἐπὶ τῷ πολέμῳ μένειν,
τῶν μὲν χρημάτων αὐτοὶ ταμίαι καὶ πορισταὶ γιγνόμενοι,
τῶν δὲ πράξεων παρὰ τοῦ στρατηγοῦ τὸν λόγον
ζητοῦντες, παύσεσθ' αἰεὶ περὶ τῶν αὐτῶν βουλευόμενοι
καὶ πλέον οὐδὲν ποιοῦντες, καὶ ἔτι πρὸς τούτῳ πρῶτον 34
μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὸν μέγιστον τῶν ἐκείνου πόρων
ἀφαιρήσεσθε. ἔστι δ' οὗτος τίς; ἀπὸ τῶν ὑμετέρων
ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας
τὴν θάλατταν. ἔπειτα τί πρὸς τούτῳ; τοῦ πάσχειν αὐτοὶ
κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον
εἰς Λῆμνον καὶ Ἴμβρον ἐμβαλὼν αἰχμαλώτους πολί-

---

1 ὑμᾶς ante ταῦτ' add. F 4 ταῖς ἄλλαις γρ. FU 9 ἔσται sc. ἡ δύναμις 11 βουλεύεται F 14 ἃ λέγω FAU | τἆλλα πάντα F 17 γενόμενοι A 19 ζητοῦντες] ἀπαιτοῦντες Cobet | αἰεὶ SF^1: ἀεὶ F^2AU 20 $\overset{\text{οις}}{\text{τούτωι}}$ ut vid. F τούτοις AU

τας ὑμετέρους ᾤχετ' ἔχων, πρὸς τῷ Γεραστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματ' ἐξέλεξεν, τὰ τελευταῖ' εἰς Μαραθῶν' | ἀπέβη καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετ' 50 ἔχων τριήρη, ὑμεῖς δ' οὔτε ταῦτα δύνασθε κωλύειν οὔτ' 35 εἰς τοὺς χρόνους, οὓς ἂν προθῆσθε, βοηθεῖν. καίτοι τί δήποτ' ὦ ἄνδρες Ἀθηναῖοι νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τ' ἰδιῶται [οἱ] τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς ἃ τοσαῦτ' ἀναλίσκεται χρήματα, ὅσ' οὐδ' εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδ' εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δ' ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν καιρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς 36 Παγασάς, τὸν εἰς Ποτείδαιαν; ὅτι ἐκεῖνα μὲν ἅπαντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέταστον οὐδ' ἀόριστον ἐν τούτοις ἠμέληται· ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτα, ἀδιόρθωτα, ἀόρισθ' ἅπαντα. τοιγαροῦν ἅμ' ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτ' ἐμβαίνειν τοὺς μετοίκους ἔδοξεν καὶ τοὺς χωρὶς οἰκοῦν-

---

1 ἔχων SA: ἄγων F γρ. U | καὶ πρὸς FA | γεραιστῶι F 2 τελευταῖα δ' FA 4 ἠδύνασθε F 5 προθῆσθε S: πρόθησθε F πρόσθησθε A προέλησθε γρ. FU 8 τε] ε in ras. F 9 οἱ del. Slameczka | ἐπιμελησόμενοι F γρ. U 10 ἀναλίσκετε F 11 καὶ ante παρασκ. om. S^1 | τοσαύτην παρασκευὴν F 12 τις F 13 sq. τὸν .. τὸν .. τὸν] τῶν .. τῶν .. τῶν S 15 $\overset{η}{ὑ}$μῶν F 17 τί] τίνα S 19 τῆς .. παρασκευῆς F^1 19 sq. ἀόριστα ἀδιόρθωτα πάντα F

τας, εἶτ’ αὐτοὺς πάλιν, εἶτ’ ἀντεμβιβάζειν, εἶτ’ ἐν ὅσῳ 37
ταῦτα μέλλεται, προαπόλωλε τὸ ἐφ’ ὃ ἂν ἐκπλέωμεν· τὸν
γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν,
οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν
ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν. ἃς δὲ τὸν μεταξὺ
χρόνον δυνάμεις οἰόμεθ’ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τ’
οὖσαι ποιεῖν ἐπ’ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται. ὁ δ’ |
51 εἰς τοῦθ’ ὕβρεως ἐλήλυθεν, ὥστ’ ἐπιστέλλειν Εὐβοεῦσιν
ἤδη τοιαύτας ἐπιστολάς.

ΕΠΙΣΤΟΛΗΣ ΑΝΑΓΝΩΣΙΣ

Τούτων ὦ ἄνδρες Ἀθηναῖοι τῶν ἀνεγνωσμένων ἀληθῆ 38
μέν ἐστιν τὰ πολλά, ὡς οὐκ ἔδει, οὐ μὴν ἀλλ’ ἴσως οὐχ
ἡδέ’ ἀκούειν. ἀλλ’ εἰ μέν, ὅσ’ ἄν τις ὑπερβῇ τῷ λόγῳ,
ἵνα μὴ λυπήσῃ, καὶ τὰ πράγμαθ’ ὑπερβήσεται, δεῖ πρὸς
ἡδονὴν δημηγορεῖν· εἰ δ’ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ
προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστι φενακίζειν
ἑαυτούς, καὶ ἅπαντ’ ἀναβαλλομένους ἃ ἂν ᾖ δυσχερῆ
πάντων ὑστερεῖν τῶν ἔργων, καὶ μηδὲ τοῦτο δύνασθαι 39
μαθεῖν, ὅτι δεῖ τοὺς ὀρθῶς πολέμῳ χρωμένους οὐκ ἀκολουθεῖν
τοῖς πράγμασιν, ἀλλ’ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν
πραγμάτων, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τῶν στρατευ-

---

1 αὐτὸς A¹ | εἶτ’ post πάλιν om. FA 2 μέλλεται S: μέλλετε FAU | τὸ ἐφ’ ὃ S: ἐφ’ ἃ FAU 4 οὐ μένουσι καιροὶ S: καιροὶ οὐ μένουσι F καιροὶ οὐκ ἀναμένουσι γρ. FAU 5 ὑμετέραν FA | εἰρωνείαν SF: ῥαιθυμίαν γρ. FAU | δὲ S: δ’ εἰς FAU 10 ’ΕΠΙΣΤΟΛΗΣ ’ΑΝΑΓΝΩΣΙΣ S: ’ΕΠΙΣΤΟΛΗ FA

$\overset{\pi}{\upsilon}$ (= ὑπόθεσις) τοῦ λόγου τοῦ πρὸς τὴν φιλίππου ἐπιστολήν sequitur argumentum orat. XI partim erasum ἐπιστολή U 11 οὖν post τούτων add. F rec. s. v. U 16 ἐστι SA¹: ἐστιν ὦ ἄνδρες ἀθηναῖοι FA² 17 πάντ’ A | ἃ S: ὅσα FA 18 ὑστερίζειν FA (υστε in ras.)

μάτων ἀξιώσειέ τις ἂν τὸν στρατηγὸν ἡγεῖσθαι, οὕτω καὶ
τῶν πραγμάτων τοὺς βουλευομένους, ἵν' ἃ ἂν ἐκείνοις
δοκῇ, ταῦτα πράττηται καὶ μὴ τὰ συμβάντ' ἀναγκάζωνται
40 διώκειν. ὑμεῖς δ' ὦ ἄνδρες Ἀθηναῖοι πλείστην δύναμιν
ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων
πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ
πώποτ' εἰς δέον τι κέχρησθε, οὐδὲν δ' ἀπολείπετε, ὥσπερ
οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ.
καὶ γὰρ ἐκείνων ὁ πληγεὶς αἰεὶ τῆς πληγῆς ἔχεται, κἂν
ἑτέρωσε πατάξῃς, ἐκεῖσ' εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι
41 δ' ἢ βλέπειν ἐναντίον οὔτ' οἶδεν οὔτ' ἐθέλει. καὶ ὑμεῖς,
ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν |
ψηφίζεσθε, ἐὰν ἐν Πύλαις, ἐκεῖσε, ἐὰν ἄλλοθί που, συμπαραθεῖτ' 52
ἄνω κάτω, καὶ στρατηγεῖσθ' ὑπ' ἐκείνου, βεβούλευσθε
δ' οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου,
οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτ' οὐδέν, πρὶν ἂν ἢ
γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δ' ἴσως
πρότερον μὲν ἐνῆν· νῦν δ' ἐπ' αὐτὴν ἥκει τὴν ἀκμήν,
42 ὥστ' οὐκέτ' ἐγχωρεῖ. δοκεῖ δέ μοι θεῶν τις ὦ ἄνδρες
Ἀθηναῖοι τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος
τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ. εἰ

---

1 ἀξιώσειεν ἄν τις F | ἡγεῖσθαι χρὴ ἵν' (χρὴ in fin. vers. in mg.) F^1 ἡγεῖσθαι· οὕτω 2 vel 3 litt. eras. τῶν πραγμάτων τοὺς εὖ βουλευομένους F rec. mg. | καὶ punctis del. S 2 βουλευομένους S: εὖ βουλευομένους ἡγεῖσθαι χρὴ A | ἵν' ἃ ἂν S A: ἵν' F^1 ἵν' αν F corr. αν add. in ras. 1 litt. 3 συμβαίνοντα γρ. FA 5 ἱππέας ὁπλίτας A 7 εἰς δέον τι SF: ἐν δέοντι A | οὐδὲν Dobree: οὐδενὸς SFA | ἀπολείπετε S^1: ἀπολείπεσθε S^{2}F^2 (ἀπολίπετε ut vid. F^1) A 8 δὲ ante οἱ add. S rec. F s. v. A | πολεμεῖν S^{1}F^1 (ut vid.): πολεμεῖτε S rec. F corr. A 9 ἀεὶ FA 10 πατάξῃ τις F A cf. XXI 33 | προβαλέσθαι A 12 ἐὰν F 13 ποι S A 14 καὶ κάτω FA | στρατηγεῖσθε μὲν FA 15 αὐτοὶ SA: αὐτοῖς F 16 πρὸ] περὶ F 17 γιγνόμενον ἢ γεγενημένον A 18 ἐνῆν] ἦν ποιεῖν F

γὰρ ἔχων ἃ κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν
ἤθελεν καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν
μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστ'
ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δ' ἐπιχειρῶν αἰεί
τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθ'
ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε. θαυμάζω δ' 43
ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτ' ἐνθυμεῖται μήτ' ὀργίζεται,
ὁρῶν ὦ ἄνδρες Ἀθηναῖοι τὴν μὲν ἀρχὴν τοῦ πολέμου
γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ
τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ
Φιλίππου. ἀλλὰ μὴν ὅτι γ' οὐ στήσεται, δῆλον, εἰ μή τις
κωλύσει. εἶτα τοῦτ' ἀναμενοῦμεν; καὶ τριήρεις κενὰς καὶ
τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντ' ἔχειν
οἴεσθε καλῶς; οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν αὐτοὶ μέρει 44
γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον;
οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα; „ποῖ οὖν προσορμιούμεθα;“
53 *ἤρετό τις. εὑρήσει τὰ σαθρὰ ὦ ἄν|δρες Ἀθηναῖοι*
τῶν ἐκείνου πραγμάτων αὐτὸς ὁ πόλεμος, ἂν ἐπιχειρῶμεν·
ἂν μέντοι καθώμεθ' οἴκοι, λοιδορουμένων ἀκούοντες
καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτ' οὐδὲν

1 *προσειλήφεν* A^2 2 *ἀποχρῆν ἂν* A | *ἐνίους* A^1 3 *δοκεῖ* Pal. 113: *δοκῆι* SFA 4 *ἀεὶ* FA 5 *τινι* SA^1: *τι* FA corr. 6 ante *ὑμᾶς ει* (ut vid.) eras. A | *ταπασιν* F^1 corr. ead. m. in mg. | *αὐτῶν ἀπεγνώκατε* FA 7 *μήτ' ὀργίζεται* SA: *μήτε λογίζεται* F 9 *περὶ*] *ὑπὲρ* A^1 10 *αὐτοὶ κακῶς* FA^2 mg. 11 *τις αὐτὸν* FA 12 *κωλύσει* Y suppl.: *κωλύσηι* SFA | ad *κενὰς* schol. in mg. adscr. *πολιτικῆς δυνάμεως* F 13 *παρὰ* S: $\overset{\text{ἀπὸ}}{\text{παρὰ}}$ F *ἀπο* A | *ἐὰν* F 14 *καλῶς* del. Wecklein | *ἐκβησόμεθα* F Hermog. III 238 (259, 14 R.) c. Pc Ac Ba 16 *πλευσόμεθα* S^1: *πλευσούμεθα* S corr. FA Hermog. cf. XIX 250 | *οὖν* S: *δὴ* FA auctor *π. ὕψους* 18, 1. Hermog. III 341 (356, 21 R.) 19 *καθώμεθα* SA^1: *καθ*$\overset{\text{ώ}}{\text{ή}}$*μεθα* F *καθήμεθα* A^2

45 ἡμῖν μὴ γένηται τῶν δεόντων. ὅποι μὲν γὰρ ἂν οἶμαι
μέρος τι τῆς πόλεως συναποσταλῇ, κἂν μὴ πᾶσα, καὶ τὸ
τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται· ὅποι
δ' ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ
βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων
γίγνεται, ἀλλ' οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι
46 τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους. οὐ γὰρ
ἔστιν, οὐκ ἔστιν ἕν' ἄνδρα δυνηθῆναί ποτε ταῦθ' ὑμῖν
πρᾶξαι πάνθ' ὅσα βούλεσθε· ὑποσχέσθαι μέντοι καὶ
φῆσαι καὶ τὸν δεῖν' αἰτιάσασθαι καὶ τὸν δεῖν' ἔστιν, τὰ
δὲ πράγματ' ἐκ τούτων ἀπόλωλεν· ὅταν γὰρ ἡγῆται μὲν
ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δ' ὑπὲρ ὧν
ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδ'
ὦσιν, ὑμεῖς δ' ἐξ ὧν ἂν ἀκούσηθ' ὅ τι ἂν τύχητε ψηφίζησθε,
τί καὶ χρὴ προσδοκᾶν;

47 Πῶς οὖν ταῦτα παύσεται; ὅταν ὑμεῖς ὦ ἄνδρες Ἀθηναῖοι
τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας
τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδ' ἐλθόντας τῶν
εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερ' αὐτῶν,
ἀλλὰ καὶ παρόντας ὁρᾶν. νῦν δ' εἰς τοῦθ' ἥκει τὰ
πράγματ' αἰσχύνης, ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ
τρὶς κρίνεται παρ' ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς
ἐχθροὺς οὐδεὶς οὐδ' ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θα-

---

1 μὴ S¹A¹ (s. v.): οὐ μὴ S corr. F 2 πᾶσα παρῆι F A 3 τύχης ἡμῖν F τύχης ὑμῖν A 5 ἡμῖν S¹ 8 ἄνδρα αὐ F 9 ἅπανθ' F A 10 αἰτιᾶσθαι (ut vid.) F¹ 11 ἡγῆται S γρ. F mg. A: ἡ$\overset{\gamma}{\tau}$τῆται F text. 12 ἀθλίων ἀπομίσθων litt. β α transp. F | ἀπομίσθων] ἀπο in ras. A 13 post ἐκεῖνος add. ἐκεῖ A 14 prius ἂν om. S | τύχηι F τύχηι ῥαιδίως A | ψηφίζ$\overset{\eta}{\varepsilon}$σθε F 15 καὶ om. A 19 ὥστε μὴ S F: οὐ γὰρ γρ. F A | ὑμᾶς μόνον A | ἡμέτερα F 20 ὁρᾶν δεῖ γρ. F A | τοῦτ' A¹ 23 αὐτῶν om. F¹ add. rec. s. v.

νάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν
54 θάνατον μᾶλλον αἱροῦνται | τοῦ προσήκοντος· κακούργου
μὲν γάρ ἐστι κριθέντ' ἀποθανεῖν, στρατηγοῦ
δὲ μαχόμενον τοῖς πολεμίοις. ἡμῶν δ' οἱ μὲν περιόντες 48
μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων
κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δ' ὡς
πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δ' ἐν Ἰλλυριοῖς πόλεις
τειχίζειν, οἱ δὲ — λόγους πλάττοντες ἕκαστος περιερχόμεθα.
ἐγὼ δ' οἶμαι μὲν ὦ ἄνδρες Ἀθηναῖοι νὴ 49
τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων
καὶ πολλὰ τοιαῦτ' ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν
τ' ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις
ἐπηρμένον, οὐ μέντοι γε μὰ Δί' οὕτω προαιρεῖσθαι
πράττειν, ὥστε τοὺς ἀνοητοτάτους τῶν παρ' ἡμῖν εἰδέναι
τί μέλλει ποιεῖν ἐκεῖνος· ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες.
ἀλλ' ἂν ἀφέντες ταῦτ' ἐκεῖν' εἰδῶμεν, ὅτι 50
ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερ' ἡμᾶς ἀποστερεῖ καὶ
χρόνον πολὺν ὕβρικεν, καὶ ἅπανθ' ὅσα πώποτ' ἠλπίσαμέν
τινα πράξειν ὑπὲρ ἡμῶν καθ' ἡμῶν ηὕρηται, καὶ τὰ
λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστίν, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ
πολεμεῖν αὐτῷ, ἐνθάδ' ἴσως ἀναγκασθησόμεθα τοῦτο
ποιεῖν, ἂν ταῦτ' εἰδῶμεν, καὶ τὰ δέοντ' ἐσόμεθ' ἐγνωκότες
καὶ λόγων ματαίων ἀπηλλαγμένοι· οὐ γὰρ ἅττα
ποτ' ἔσται δεῖ σκοπεῖν, ἀλλ' ὅτι φαῦλα, ἐὰν μὴ προσ-

---

4 $\overset{ὑ}{ἡ}$μῶν F ὑμῶν A 5 φίλιππόν φασι A 7 ὡς πρὸς βασιλέα F 8 ἕκαστοι A 9 οἴομαι A 13 γε om. A post οὕτω ponit Cobet cf. XXXVII 53 | οὐ μὰ F | οὕτω] οὑτῶι S¹A 16 ἐὰν FA | ἐκεῖνο S F: ἐκεῖνα A | ἰδῶμεν F¹ ἴδωμεν A 17 ἅνθρωπος Bekker: ανθρωπος S ἄνθρωπος F A 18 πάνθ' A 20 ἡμῖν αὐτοῖς F A 21 quid S rec. super πολεμεῖν habeat non perspicio, o litt. esse dicit Voemel 24 ἂν A | προσέχητε τοῖς πράγμασι(ν) F A

ἔχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητ᾽, εὖ εἰδέναι.

51 *Ἐγὼ μὲν οὖν οὔτ᾽ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην
λέγειν ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν θ᾽
ἃ γιγνώσκω πάνθ᾽ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι.*
Prooem. XXIII *ἐβουλόμην δ᾽ ἄν, ὥσπερ | ὅτι ὑμῖν συμφέρει* 55
*τὰ βέλτιστ᾽ ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ
τῷ τὰ βέλτιστ᾽ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν
δ᾽ ἐπ᾽ ἀδήλοις οὖσιν τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις,
ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα
πεπεῖσθαι λέγειν αἱροῦμαι. νικῴη δ᾽ ὅ τι πᾶσιν μέλλει
συνοίσειν.*

1 *ποιεῖν* om. F | *ἐθέλητε*] *τ* in ras. 2 litt. F 3 *οὖν* om. F^1 add. s. v. rec. 4 *συνοίσειν ὑμῖν* F A | *θ᾽*] *δ᾽* A 6 *ὅτι* om. A | *συμφέρει* SFA corr. pr. m.: *συμφέρον* A^1 7 *τὸ τὰ* FA | *συνοίσων* S^1 *συνοῖσον* S corr. 8 *εἶχον* S: *εἶπον γρ.* S rec. F A *εἶχε* prooem. XXIII 10 *τῶ* corr. A^1 ex *τὸ*, *ἐπεὶ τὸ* A rec. s. v. | *ἐὰν* F 11 *πέπεισμαι* A | *πᾶσιν ὑμῖν* FA

Subscriptum est in S (a manu correctoris) et F

ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Ā (om S)
Η̄ Η̄ Η̄ Η̄ 𐅄 Δ̄

in A ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Ā

27 X 14

V

ΠΕΡΙ ΤΗΣ ΕΙΡΗΝΗΣ

ΥΠΟΘΕΣΙΣ

Μηκυνομένου τοῦ πολέμου τοῦ περὶ Ἀμφιπόλεως εἰρήνης
ἐπεθύμησαν ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι, οἱ μὲν Ἀθηναῖοι
κακῶς ἐν τῷ πολέμῳ φερόμενοι, ὁ δὲ Φίλιππος βουλόμενος ἃ
ὑπέσχετο Θετταλοῖς τε καὶ Θηβαίοις ἐπιτελέσαι. ὑπέσχετο δὲ
τοῖς μὲν Θηβαίοις Ὀρχομενὸν παραδώσειν καὶ Κορώνειαν, πόλεις
Βοιωτίας, ἀμφοτέροις δὲ τὸν Φωκικὸν καταλύσειν πόλεμον.
τοῦτο δ᾽ ἦν ἀδύνατον αὐτῷ πολεμίων ὄντων Ἀθηναίων· καὶ
γὰρ πρότερον βουληθεὶς εἰσβαλεῖν εἰς τὴν Φωκίδα, τῶν Ἀθηναίων
περιπλευσάντων ταῖς ναυσὶν εἰς τὰς καλουμένας Πύλας,
ὑπ᾽ ἐνίων δὲ Θερμοπύλας, ἀπεκρούσθη τῆς εἰσόδου. νῦν τοίνυν 2
εἰρήνην ποιησάμενος πρὸς τοὺς Ἀθηναίους, μηδενὸς κωλύσαντος
παρελθὼν εἴσω Πυλῶν, τὸ Φωκέων ἔθνος ἀνάστατον πεποίηκε,
καὶ τὴν Φωκέων ἐν τοῖς Ἀμφικτύοσι χώραν καὶ τὰς
56 ἐκείνων ἐν τῷ συνεδρίῳ ψήφους παρὰ τῶν ἄλλων Ἑλ|λήνων
εἴληφεν. πέπομφε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, ἀξιῶν καὶ
αὐτοὺς ταῦτα συγχωρεῖν. καὶ ὁ Δημοσθένης παραινεῖ συγχωρεῖν,
οὐ τῷ πράγματι συνιστάμενος ὡς ὀρθῶς ἔχοντι, οὐδὲ

---

2 οἱ μὲν Ἀθηναῖοι om. F 4 ὑπέθετο F 5 παραδώσειν om. m 6 post Βοιωτίας intercidisse videtur ⟨τοῖς δὲ Θετταλοῖς τὴν πυλαίαν ἀποδώσειν καὶ Μαγνησίαν⟩ 7 ταῦτα m 10 ὑπ᾽ . . Θερμοπύλας om. m | ἀπεκωλύθη F m 11 κωλύοντος Y 12 τὸ] τῶν F | ἐποίησε m 17 οὐ om. F (etiam B!)

δίκαιον εἶναι λέγων μετέχειν Ἑλληνικοῦ συνεδρίου τὸν Μακεδόνα, ἀλλὰ δεδιέναι φάσκων μὴ καταναγκασθῶσι κοινὸν πόλεμον πρὸς ἅπαντας τοὺς Ἕλληνας ἔχειν. προσκεκρουκέναι γὰρ λέγει τοῖς Ἀθηναίοις ἄλλους δι' ἄλλας τινὰς αἰτίας· τούτους δὴ κοινῇ πολεμήσειν αὐτοῖς, εἰ δώσομεν, φησί, κοινὴν αἰτίαν ταύτην καθ' ἡμῶν, ὅτι μόνοι τοῖς τῶν Ἀμφικτυόνων ἐνιστάμεθα δόγμασιν· ὥστε κάλλιον τὴν εἰρήνην τηρεῖν, καὶ ταῦτα Φιλίππου παρεληλυθότος εἴσω Πυλῶν καὶ ἐπελθεῖν δυναμένου τῇ Ἀττικῇ, ἢ περὶ μικροῦ τηλικοῦτον κίνδυνον ἄρασθαι.

3 XIX 113 *Οὗτος δ' ὁ λόγος παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαί μοι δοκεῖ. κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου καὶ τοῦτο μετὰ τῶν ἄλλων αὐτοῦ διαβάλλει, ὅτι συνεβούλευε Φίλιππον Ἀμφικτύον' εἶναι ψηφίσασθαι, μηδενὸς ἄλλου τολμῶντος τοῦτ' εἰσηγήσασθαι, μηδὲ Φιλοκράτους τοῦ πάντων ἀναιδεστάτου. οὐκ ἂν οὖν αὐτὸς περὶ τούτων συμβεβουλευκὼς τὸν Αἰσχίνην ἐπ' αὐτοῖς διέβαλλεν, ἀλλὰ δηλονότι τὴν ὑπόνοιαν ἔδεισε, μὴ δόξῃ φιλιππίζειν καὶ χρήμασιν ὑπὸ τοῦ βασιλέως πεισθεὶς τοιαύτην γνώμην ἀποφήνασθαι, ἐπεὶ καὶ ἐν τῷ λόγῳ πρὸς τοιαύτην τιν' ὑπόνοιαν ἱστάμενος φαίνεται, συνιστὰς ἑαυτὸν ὡς εὔνουν τῇ πόλει καὶ ἀδωροδόκητον.*

57 **Ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔχοντα καὶ ταραχὴν οὐ μόνον τῷ πολλὰ προεῖσθαι καὶ μηδὲν εἶναι προὔργου περὶ αὐτῶν εὖ λέγειν, ἀλλὰ καὶ περὶ τῶν ὑπολοίπων κατὰ ταὐτὰ μηδὲ καθ' ἓν τὸ συμφέρον πάντας ἡγεῖσθαι, ἀλλὰ τοῖς μὲν ὡδί,**
2 τοῖς δ' ἑτέρως δοκεῖν. δυσκόλου δ' ὄντος φύσει καὶ χα-

---

1 *ἀντέχειν* F 5 *δὴ*] *δὲ* F | *αὐτοῖς* H. Wolf: *αὐτοὺς* FY m | *εἰ* om. FY 9 *τὴν ἀττικὴν* F | *ἢ* om. FY^1 | *τηλικούτου τὸν* F 10 *παρεσκευάσθαι* Phot. bibl. p. 492a 15: *παρεκευάσθη* FYm 15 *αὐτὸ*$\overset{ς}{ν}$ *ὁ* Y 16 *ἔδεισε* Y m: *ἐδήλωσεν* F 23 *προέσθαι* S^1 | *εὐλογεῖν* A 24 *τῶι περὶ* F | *ταῦτα* S^1 25 *ἅπαντας* A 26 *ἑτέρωσε* F

λεποῦ τοῦ βουλεύεσθαι, ἔτι πολλῷ χαλεπώτερον ὑμεῖς
αὐτὸ πεποιήκατ' ὦ ἄνδρες Ἀθηναῖοι· οἱ μὲν γὰρ ἄλλοι
πάντες ἄνθρωποι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι
τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα. ἐκ δὲ τούτου
συμβαίνει παρὰ πάντα τὸν χρόνον ὃν οἶδ' ἐγώ, τὸν
μὲν οἷς ἂν ἁμάρτητ' ἐπιτιμῶντ' εὐδοκιμεῖν καὶ δοκεῖν
εὖ λέγειν, τὰ δὲ πράγματα καὶ περὶ ὧν βουλεύεσθ' ἐκφεύγειν
ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων 3
οἶομαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα, ἂν ἐθελήσητε
τοῦ θορυβεῖν καὶ φιλονικεῖν ἀποστάντες ἀκούειν, ὡς
ὑπὲρ πόλεως βουλευομένοις καὶ τηλικούτων πραγμάτων
προσήκει, ἕξειν καὶ λέγειν καὶ συμβουλεύειν δι' ὧν καὶ
τὰ παρόντ' ἔσται βελτίω καὶ τὰ προκείμενα σωθήσεται.
Ἀκριβῶς δ' εἰδὼς ὦ ἄνδρες Ἀθηναῖοι τὸ λέγειν περὶ 4
ὧν αὐτὸς εἶπέν τις καὶ περὶ αὑτοῦ παρ' ὑμῖν αἰεὶ τῶν
πάνυ λυσιτελούντων τοῖς τολμῶσιν ὄν, οὕτως ἡγοῦμαι
φορτικὸν καὶ ἐπαχθές, ὥστ' ἀνάγκην οὖσαν ὁρῶν ὅμως
58 ἀποκνῶ. | νομίζω δ' ἄμεινον ἂν ὑμᾶς περὶ ὧν νῦν ἐρῶ κρῖναι,
μικρὰ τῶν πρότερόν ποτε ῥηθέντων ὑπ' ἐμοῦ μνημονεύσαντας.
ἐγὼ γὰρ ὦ ἄνδρες Ἀθηναῖοι πρῶτον μέν, 5
ἡνίκ' ἔπειθον [τινες] ὑμᾶς, τῶν ἐν Εὐβοίᾳ πραγμάτων
ταραττομένων, βοηθεῖν Πλουτάρχῳ καὶ πόλεμον καὶ ἄδοξον
καὶ δαπανηρὸν ἄρασθαι, πρῶτος καὶ μόνος παρελ-

---

4 μετὰ s. v. F 6 ἂν om. S 7 εὖ λέγειν] εὐλογεῖν S¹ | βουλεύεσθαι A¹ 8 ἡμᾶς S¹ $\overset{\acute{\eta}}{\text{ὑμᾶς}}$ F | καίπερ] καιπερι S¹ 9 οἶμαι FA 12 ἕξειν] ἐξεῖναι S corr. | δι'] ἐξ A 13 προκείμενα S¹ (teste Rabe) coni. R. Schneider: προειρημένα S corr. προειμένα FA 15 ἀεὶ FA 18 νῦν om. A 21 ἔπιθον S | τινες om. S¹ add. rec. cf. VIII 6 21 sq. ταραττομένων πραγμάτων F | καὶ ante ἄδοξον punctis del. S om. A 23 ἄρασθαι] αἱρεῖσθαι S¹ habuisse videtur cf. XIV 3 | πρῶτος] μόνος S¹ corr. rec. | παρελθὼν] παρελθ in ras. S¹

θὼν ἀντεῖπον, καὶ μόνον οὐ διεσπάσθην ὑπὸ τῶν ἐπὶ
μικροῖς λήμμασι πολλὰ καὶ μεγάλ' ὑμᾶς ἁμαρτάνειν πεισάντων·
καὶ χρόνου βραχέος διελθόντος, μετὰ τοῦ προσοφλεῖν
αἰσχύνην καὶ παθεῖν οἷα τῶν ὄντων ἀνθρώπων οὐδένες
πώποτε πεπόνθασιν ὑπὸ τούτων οἷς ἐβοήθησαν,
πάντες ὑμεῖς ἔγνωτε τήν τε τῶν τότε ταῦτα πεισάντων
6 κακίαν καὶ τὰ βέλτιστ' εἰρηκότ' ἐμέ. πάλιν τοίνυν ὦ
ἄνδρες Ἀθηναῖοι κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτὴν
τῷ μὲν τῆς τέχνης προσχήματι τυγχάνοντ' ἀδείας, κακὰ
δ' ἐργαζόμενον τὰ μέγιστα τὴν πόλιν καὶ τὰ παρ' ὑμῶν
διοικοῦντα Φιλίππῳ καὶ πρυτανεύοντα, παρελθὼν εἶπον
εἰς ὑμᾶς, οὐδεμιᾶς ἰδίας οὔτ' ἔχθρας οὔτε συκοφαντίας
7 ἕνεκα, ὡς ἐκ τῶν μετὰ ταῦτ' ἔργων γέγονε δῆλον. καὶ
οὐκέτ' ἐν τούτοις αἰτιάσομαι τοὺς ὑπὲρ Νεοπτολέμου λέγοντας
(οὐδὲ εἷς γὰρ ἦν), ἀλλ' αὐτοὺς ὑμᾶς· εἰ γὰρ ἐν
Διονύσου τραγῳδοὺς ἐθεάσασθε, ἀλλὰ μὴ περὶ σωτηρίας
καὶ κοινῶν πραγμάτων ἦν ὁ λόγος, οὐκ ἂν οὕτως οὔτ'
ἐκείνου πρὸς χάριν οὔτ' ἐμοῦ πρὸς ἀπέχθειαν ἠκούσατε.
8 καίτοι τοῦτό γ' ὑμᾶς οἶμαι νῦν ἅπαντας ᾐσθῆσθαι, ὅτι
τὴν τότ' ἄφιξιν εἰς τοὺς πολεμίους ποιησάμενος ὑπὲρ
τοῦ τἀκεῖ χρήματ' ὀφειλόμεν', ὡς | ἔφη, κομίσας δεῦρο 59
λῃτουργεῖν, καὶ τούτῳ τῷ λόγῳ πλείστῳ χρησάμενος, ὡς
δεινὸν εἴ τις ἐγκαλεῖ τοῖς ἐκεῖθεν ἐνθάδε τὰς εὐπορίας
ἄγουσιν, ἐπειδὴ διὰ τὴν εἰρήνην ἀδείας ἔτυχεν, ἣν ἐν-

---

2 ἁμαρτάνειν ˌὑμᾶς S^1 6 ἐγνώκατε A | τότε om. FA 7 τὸν τὰ FA 10 $\overset{\omega}{\text{ὑμῖν}}$ F ὑμῖν A 12 ἰδίας ... ἕνεκεν S: ἕνεκα ... ἰδίας F (sed utrumque verbum in ras.) A 15 οὐδεὶς A | ὑμᾶς αὐτοὺς A 16 ἐθεάσασθε S^{1}F: ἐθεᾶσθε S corr. A 17 verba ὁ λόγος suspecta cf. XXIV 5 18 ἠκού$\overset{σα}{\text{ετε}}$ F 19 καὶ A^1 τοι add. alt. s. v. | νῦν ἅπαντας ᾐσθῆσθαι SF: γινώσκειν A 20 ποιησάμενος Tournier: ἐποιήσατο S rec. FA om. S^1 22 λῃτουργεῖν] ν ab al. m. add. vid. S

θάδ' ἐκέκτητ' οὐσίαν φανεράν, ταύτην ἐξαργυρίσας πρὸς
ἐκεῖνον ἀπάγων οἴχεται. δύο μὲν δὴ ταῦθ' ὧν προεῖπον 9
ἐγὼ μαρτυρεῖ τοῖς γεγενημένοις λόγοις ὀρθῶς καὶ δικαίως,
οἷά περ ἦν, ἀποφανθένθ' ὑπ' ἐμοῦ· τὸ τρίτον δ' ὦ ἄνδρες
Ἀθηναῖοι (καὶ μόνον ἓν τοῦτ' εἰπὼν ἔτι καὶ δὴ περὶ
ὧν παρελήλυθ' ἐρῶ), ἡνίκα τοὺς ὅρκους τοὺς περὶ τῆς
εἰρήνης ἀπειληφότες ἥκομεν οἱ πρέσβεις, τότε Θεσπιάς 10
τινων καὶ Πλαταιὰς ὑπισχνουμένων οἰκισθήσεσθαι, καὶ
τοὺς μὲν Φωκέας τὸν Φίλιππον, ἂν γένηται κύριος, σώσειν,
τὴν δὲ Θηβαίων πόλιν διοικιεῖν, καὶ τὸν Ὠρωπὸν
ὑμῖν ὑπάρξειν, καὶ τὴν Εὔβοιαν ἀντ' Ἀμφιπόλεως ἀποδοθήσεσθαι,
καὶ τοιαύτας ἐλπίδας καὶ φενακισμούς, οἷς
ὑπαχθέντες ὑμεῖς οὔτε συμφόρως οὔτ' ἴσως καλῶς προεῖσθε
Φωκέας, οὐδὲν τούτων οὔτ' ἐξαπατήσας οὔτε σιγήσας
ἐγὼ φανήσομαι, ἀλλὰ προειπὼν ὑμῖν, ὡς οἶδ' ὅτι
μνημονεύετε, ὅτι ταῦτ' οὔτ' οἶδ' οὔτε προσδοκῶ, νομίζω
δὲ τὸν λέγοντα ληρεῖν.

Ταῦτα τοίνυν ἅπανθ', ὅσα φαίνομαι βέλτιον τῶν ἄλλων 11
προορῶν, οὐδ' εἰς μίαν ὦ ἄνδρες Ἀθηναῖοι οὔτε
δεινότητ' οὔτ' ἀλαζονείαν ἐπανοίσω, οὐδὲ προσποιήσομαι
δι' οὐδὲν ἄλλο γιγνώσκειν καὶ προαισθάνεσθαι πλὴν δι'
ἃ ἂν ὑμῖν εἴπω, δύο· ἓν μὲν ὦ ἄνδρες Ἀθηναῖοι δι'
εὐτυχίαν, ἣν συμπάσης ἐγὼ τῆς ἐν ἀνθρώποις οὔσης |

---

2 οἴχεται S F^1: ᾤχετο (sic) S rec. mg. F s. v. A 3 τοῖς τότε S rec. γρ. FA | προγεγενημένοις F 4 τὸ om. FA 5 ἔτι om. F^1 | δὴ καὶ F^1 (καὶ punctis del.) 8 και τινων S^1 10 διοικεῖν SF 13 ἐπαχθέντες S | συμφόρως S: συμφερόντως S rec. FA fortasse recte cf. XIX 246. XXI 9. XIX 186 | οὔτε καλῶς S rec. FA cf. Berl. Phil. Woch. 1902, p. 1125 | προιεσθε S^1 15 προεῖπον S corr. | εὖ οἶδ' FA 16 οὔτε ante οἶδα om. S^1, sed duae (vel tres) litt. erasae et ι ex alia litt. (υ?) mutatum („non fuit σύνοιδα" Rabe) 18 πάντα τοίνυν F 20 οὐδὲ] οὔτε S

12 δεινότητος καὶ σοφίας ὁρῶ κρατοῦσαν· ἕτερον δέ, προῖκα 60
τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμ' ἂν
οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι
προσηρτημένον. ὀρθὸν οὖν, ὅ τι ἄν ποτ' ἀπ' αὐτῶν
ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι.
ὅταν δ' ἐπὶ θάτερ' ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς,
οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφ'
αὑτό, καὶ οὐκ ἂν ἔτ' ὀρθῶς οὐδ' ὑγιῶς ὁ τοῦτο ποιήσας
περὶ οὐδενὸς λογίσαιτο.

13 Ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως,
εἴτε συμμάχους εἴτε σύνταξιν εἴτ' ἄλλο βούλεταί τις κατασκευάζειν
τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων
τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδ' ὡς ἀξίαν οὖσαν
ὑμῶν· ἀλλ' ὁποία τίς ποτ' ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον
εἶχε τοῖς πράγμασι καιρὸν ἢ γεγενημένη νῦν δι'
ἡμᾶς λυθῆναι· πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων
τότ' ἂν ἢ νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν ὁ πόλεμος.
14 δεύτερον δ', ὁρᾶν ὅπως μὴ προαξόμεθ' ὦ ἄνδρες
Ἀθηναῖοι τοὺς συνεληλυθότας τούτους καὶ φάσκοντας
Ἀμφικτύονας νῦν εἶναι εἰς ἀνάγκην καὶ πρόφασιν κοινοῦ
πολέμου πρὸς ἡμᾶς. ἐγὼ γάρ, εἰ γένοιθ' ἡμῖν πρὸς
Φίλιππον πάλιν πόλεμος δι' Ἀμφίπολιν ἤ τι τοιοῦτ' ἔγκλημ'
ἴδιον, οὗ μὴ μετέχουσι Θετταλοὶ μηδ' Ἀργεῖοι μηδὲ
Θηβαῖοι, οὐκ ἂν ἡμῖν οἴομαι τούτων οὐδένας πολεμῆσαι,

---

1 ὅτι προῖκα FA 2 sq. ἂν οὐδεὶς S: οὐδεὶς ἂν FA 3 οἷς] οὓς S rec. 4 ὅ τι] ὅτ' A 7 φέρον] ῥέπον Naber | καθείλκυσε A | ἐπ' αὐτὸ S corr. A 8 οὐκέτ' ἂν FA 9 οὐδενὸς ἂν A 11 σύνταξιν εἴτε συμμάχους F | ἄλλο τι F 13 ποιήσει SA: ποιήσῃ F corr. 14 τίς om. FA 15 γεγενημένην Pal. 113 Vind. 1 coni. Reiske 16 ὑμᾶς A | προιέμεθα S 18 προαξόμεθα S corr. A corr.: προαξώμεθα S^{1}FA^1 21 ὑμᾶς F 22 τοιοῦτον FA 24 ὑμῖν S | οὐδένας Herwerden: οὐδένα SFA

καὶ πάντων ἥκιστα (καί μοι μὴ θορυβήσῃ μηδεὶς πρὶν 15
ἀκοῦσαι) Θηβαίους, οὐχ ὡς ἡδέως ἔχουσιν ἡμῖν, οὐδ' ὡς οὐκ
ἂν χαρίζοιντο Φιλίππῳ, ἀλλ' ἴσασιν ἀκριβῶς, εἰ καὶ πάνυ
61 φησίν | τις αὐτοὺς ἀναισθήτους εἶναι, ὅτι, εἰ γενήσεται
πόλεμος πρὸς ὑμᾶς αὐτοῖς, τὰ μὲν κακὰ πάνθ' ἕξουσιν
αὐτοί, τοῖς δ' ἀγαθοῖς ἐφεδρεύων ἕτερος καθεδεῖται.
οὔκουν πρόοιντ' ἂν αὐτοὺς εἰς τοῦτο, μὴ κοινῆς τῆς ἀρχῆς
καὶ τῆς αἰτίας οὔσης τοῦ πολέμου. οὐδέ γ' εἰ πάλιν 16
πρὸς τοὺς Θηβαίους πολεμήσαιμεν δι' Ὠρωπὸν ἤ τι τῶν
ἰδίων, οὐδὲν ἂν ἡμᾶς παθεῖν ἡγοῦμαι· καὶ γὰρ ἡμῖν
κἀκείνοις τοὺς βοηθοῦντας ἂν οἶμαι, εἰς τὴν οἰκείαν εἴ
τις ἐμβάλοι, βοηθεῖν, οὐ συνεπιστρατεύσειν οὐδετέροις.
καὶ γὰρ αἱ συμμαχίαι τοῦτον ἔχουσι τὸν τρόπον, ὧν καὶ
φροντίσειεν ἄν τις, καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν·
οὐκ ἄχρι τῆς ἴσης ἕκαστός ἐστιν εὔνους οὔθ' ἡμῖν οὔτε 17
Θηβαίοις, σῶς τ' εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶς
μὲν εἶναι πάντες ἂν βούλοινθ' ἕνεχ' αὑτῶν, κρατήσαντας
δὲ τοὺς ἑτέρους δεσπότας ὑπάρχειν αὑτῶν οὐδὲ εἷς. τί
οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶς; μὴ
κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημ' ὁ μέλλων πόλεμος
πρὸς ἅπαντας λάβῃ. εἰ γὰρ Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι 18
καὶ Μεγαλοπολῖται καί τινες τῶν λοιπῶν Πελοποννη-

---

1 θορυβῆσαι A 2 ἀκοῦσαι SA: ἂν ἀκούσηι F | οὐκ om. S^1 οὐ add. S rec. 3 ἂν χαρίζοιντ' ἂν F 4 φησίν S: φήσει A φήσειέ F 5 ἡμᾶς A^1 corr. A^2 | αὑτοῖς γρ. S rec. mg. A: αὐτοὺς S^1F 7 οὔκουν ... 8 πολέμου om. A^1 add. mg. | ἑαυτοὺς F 11 βοηθοῦντας S: βοηθήσοντας FA 13 ὧν κτλ. imitatur Dion. Hal. Ant. II 30, 1 16 σῶς τ' γρ. Ald. Ven. Reiske: ὥστ(ε) SFA | ἄλλας | ὡς S^1 ἄλλα|σῶς S corr. | σώιους F σῶς γρ. F mg. 17 ἅπαντες F | βούλοινθ'] ν in ras. F | ἕνεκα ἑαυτῶν F ἕνεκά γε αυτῶν A 18 οὐδείς A 19 post φυλάξασθαι add. φημι S rec. mg. FA | ἡμᾶς SA^1: $\overset{\eta}{\text{ὑ}}$μᾶς F ὑμᾶς A^2 | ὅπως μὴ FA

σίων, ὅσοι ταὐτὰ τούτοις φρονοῦσιν, διὰ τὴν πρὸς Λακεδαιμονίους
ἡμῖν ἐπικηρυκείαν ἐχθρῶς σχήσουσιν καὶ τὸ
δοκεῖν ἐκδέχεσθαί τι τῶν ἐκείνοις πεπραγμένων, Θηβαῖοι
δ' ἔχουσι μέν, ὡς λέγουσιν, ἀπεχθῶς, ἔτι δ' ἐχθροτέρως
σχήσουσιν, ὅτι τοὺς παρ' ἐκείνων φεύγοντας σῴζομεν καὶ
19 πάντα τρόπον τὴν δυσμένειαν ἐνδεικνύμεθ' αὐτοῖς, Θετταλοὶ
δ', ὅτι τοὺς Φωκέων φυγάδας σῴζομεν, Φίλιππος
δ', ὅτι κωλύομεν αὐτὸν | κοινωνεῖν τῆς ἀμφικτυονίας, 62
φοβοῦμαι μὴ πάντες περὶ τῶν ἰδίων ἕκαστος ὀργιζόμενος
κοινὸν ἐφ' ἡμᾶς ἀγάγωσι τὸν πόλεμον, τὰ τῶν Ἀμφικτυόνων
δόγματα προστησάμενοι, εἶτ' ἐπισπασθῶσιν ἕκαστοι
πέρα τοῦ συμφέροντος ἑαυτοῖς ἡμῖν πολεμῆσαι, ὥσπερ
20 καὶ περὶ Φωκέας. ἴστε γὰρ δήπου τοῦθ', ὅτι νῦν
Θηβαῖοι καὶ Φίλιππος καὶ Θετταλοί, οὐχὶ ταὔθ' ἕκαστοι
μάλιστ' ἐσπουδακότες, ταὐτὰ πάντες ἔπραξαν· οἷον Θηβαῖοι
τὸν μὲν Φίλιππον παρελθεῖν καὶ λαβεῖν τὰς παρόδους
οὐκ ἐδύναντο κωλῦσαι, οὐδέ γε τῶν αὐτοῖς πεπονημένων
21 ὕστατον ἐλθόντα τὴν δόξαν ἔχειν· νυνὶ γὰρ Θηβαίοις
πρὸς μὲν τὸ τὴν χώραν κεκομίσθαι πέπρακταί τι,
πρὸς δὲ τιμὴν καὶ δόξαν αἴσχιστα· εἰ γὰρ μὴ παρῆλθε
Φίλιππος, οὐδὲν ἂν αὐτοῖς κέρδος ἦν. ταῦτα δ' οὐκ ἠβούλοντο,
ἀλλὰ τῷ τὸν Ὀρχομενὸν καὶ τὴν Κορώνειαν λαβεῖν
22 ἐπιθυμεῖν, μὴ δύνασθαι δέ, πάντα ταῦθ' ὑπέμειναν. Φί-

---

9 οριζομενος S^1 ὀργιζόμενοι A 11 προστησάμενοι δόγματα A | προσστησάμενοι S^1 12 πέρα] περὶ F | αυτοῖς A | ἡμῖν πολεμῆσαι del. Blass coll. schol. p. 164 sq. 14 ταῦτα A 14 sq. μάλιστα ἕκαστοι F 15 ταῦτα A^1 17 $\overset{\varepsilon}{\text{ἠ}}$δύναντο F 19 post τὸ 1 litt. erasa F | χώραν ἔχειν καὶ F | πέπρακταί τι S: κάλλιστα πέπρακται FA 21 κέρ[δος ἦν] pap. Oxyrh.: ἐδόκει εἶναι SFA (δοκεῖ Sauppe, πλέον εἶναι Reiske δοκεῖ περιεῖναι Slameczka) | ἐβούλοντο F (idem p. 71, 8. 14) pap. 23 ταῦτα πάντα F

*λιππον τοίνυν τινὲς μὲν δήπου τολμῶσι λέγειν ὡς οὐδ'
ἐβούλετο Θηβαίοις Ὀρχομενὸν καὶ Κορώνειαν παραδοῦναι,
ἀλλ' ἠναγκάσθη· ἐγὼ δὲ τούτοις μὲν ἐρρῶσθαι λέγω,
ἐκεῖνο δ' οἶδ', ὅτι οὐ μᾶλλόν γε ταῦτ' ἔμελεν αὐτῷ,
ἢ τὰς παρόδους λαβεῖν ἐβούλετο καὶ τὴν δόξαν τοῦ πολέμου
τοῦ δοκεῖν δι' αὐτὸν κρίσιν εἰληφέναι, καὶ τὰ
Πύθια θεῖναι δι' αὐτοῦ, καὶ ταῦτ' ἦν ὧν μάλιστ' ἐγλίχετο.
Θετταλοὶ δέ γ' οὐδέτερ' ἠβούλοντο τούτων, οὔτε* 23
*Θηβαίους οὔτε τὸν Φίλιππον μέγαν γίγνεσθαι (ταῦτα
γὰρ πάντ' ἐφ' ἑαυτοὺς ἡγοῦντο), τῆς πυλαίας δ' ἐπεθύμουν*
68 *καὶ τῶν ἐν Δελφοῖς, πλεονεκτημάτων | δυοῖν, κύριοι
γενέσθαι· τῷ δὲ τούτων γλίχεσθαι τάδε συγκατέπραξαν.
τῶν τοίνυν ἰδίων ἕνεχ' εὑρήσεθ' ἕκαστον πολλὰ προηγμένον
ὧν οὐδὲν ἠβούλετο πρᾶξαι. τοῦτο μέντοι, τοῦτ'
ἔστιν φυλακτέον ἡμῖν.*

„Τὰ κελευόμεν' ἡμᾶς ἄρα δεῖ ποιεῖν ταῦτα φοβουμένους; 24
*καὶ σὺ ταῦτα κελεύεις;“ πολλοῦ γε καὶ δέω. ἀλλ'
ὡς οὔτε πράξομεν οὐδὲν ἀνάξιον ἡμῶν αὐτῶν οὔτ' ἔσται
πόλεμος, νοῦν δὲ δόξομεν πᾶσιν ἔχειν καὶ τὰ δίκαια λέγειν,
τοῦτ' οἶμαι δεῖν ποιεῖν. πρὸς δὲ τοὺς θρασέως ὁτιοῦν
οἰομένους ὑπομεῖναι δεῖν καὶ μὴ προορωμένους τὸν
πόλεμον, ἐκεῖνα βούλομαι λογίσασθαι. ἡμεῖς Θηβαίους*

---

1 *οὐδ'* SF: *οὐκ* A 4 *ἔμελεν* SA: *ἔμελλεν* F post *ἢ* hab. *το* F s. v. 5 *ἠβούλετο* A 6 *το δοκεῖν* A^1, Blass coll. XXII 74 | *ἑαυτὸν* F 7 *ἑαυτοῦ* F 9 *τὸν* om. F 9 sq. *πάντα γὰρ ταῦτα* F 10 *αυτους* pap. | *ἡγοῦντο* S pap.: *ἡγοῦντο εἶναι* FA 12 *συγκατέταξαν* S^1 mg. 13 *ἕκαστον εὑρήσετε* F | *ἐς τα* ante *πολλὰ* add. S rec. mg., *εἰς* F 14 *μέντοι* Rehdantz: *μέντοι ὅτι* S^1F *μὲν τοίνυν ὅτι* S rec. A | *τοῦτ'* S: *τοιοῦτόν* FA 15 *ὑμῖν* A 18 *οὔτ'*] *οὐκ* A 19 *δὲ* S: *τε* FA 20 *δεῖν ποιεῖν* S *γρ.* F: *δείξειν* FA | post *πρὸς δὲ* interpunxit H. Wolf | ante *ὁτιοῦν* add. *οὐδ'* Cobet; debebat *μήδ'*; at v. VI 11. XIX 54. Isocr. VI 93. VII 64. XII 133 21 *ὑπομένειν* F 22 *ἐκεῖνο* A^1

ἐῶμεν ἔχειν Ὠρωπόν· καὶ εἴ τις ἔροιθ' ἡμᾶς, κελεύσας
25 *εἰπεῖν τἀληθῆ, διὰ τί; ἵνα μὴ πολεμῶμεν, φαῖμεν ἄν. καὶ*
Φιλίππῳ νυνὶ κατὰ τὰς συνθήκας Ἀμφιπόλεως παρακεχωρήκαμεν,
καὶ Καρδιανοὺς ἐῶμεν ἔξω Χερρονησιτῶν
τῶν ἄλλων τετάχθαι, καὶ τὸν Κᾶρα τὰς νήσους καταλαμβάνειν,
Χίον καὶ Κῶν καὶ Ῥόδον, καὶ Βυζαντίους κατάγειν
τὰ πλοῖα, δῆλον ὅτι τὴν ἀπὸ τῆς εἰρήνης ἡσυχίαν
πλειόνων ἀγαθῶν αἰτίαν εἶναι νομίζοντες ἢ τὸ προσκρούειν
καὶ φιλονικεῖν περὶ τούτων. οὐκοῦν εὔηθες καὶ
κομιδῇ σχέτλιον, πρὸς ἑκάστους καθ' ἕν' οὕτω προσενηνεγμένους
περὶ τῶν οἰκείων καὶ ἀναγκαιοτάτων, πρὸς
πάντας περὶ τῆς ἐν Δελφοῖς σκιᾶς νυνὶ πολεμῆσαι.

2 *φαίημεν* FA 3 *νῦν* F | *τὰς* om. SA^1, add. s. v. pr. m. 4 *χερρονησιωτῶν* S 9 *καὶ τὸ φιλ.* F 10 *οὕτως ἤδη* F *οὑτωσὶ* A 12 *ἅπαντας* FA

In SF subscriptum est

ΠΕΡῚ ΤΗ͂Σ ΕΙΡΉΝΗΣ
Η̅ Η̅ Π̅Ι̅

in A ΠΕΡῚ ΤΗ͂Σ ΕΙΡΉΝΗΣ
(om. articulum in inscriptione)

I XI/4

VI

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Β

ΥΠΟΘΕΣΙΣ

64 *Παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ
πολέμιον ὑποπτεύειν τὸν Φίλιππον καὶ τῇ εἰρήνῃ μὴ πάνυ
πιστεύειν, ἀλλ' ἐγείρεσθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγ-
μασιν καὶ εὐτρεπίζεσθαι πρὸς πόλεμον· ἐπιβουλεύειν γὰρ αἰ-
τιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον,
καὶ τοῦτ' αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν. ἐπαγγέλ-
λεται δὲ καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας,
ἀπορούντων τῶν Ἀθηναίων ὅ τί ποτ' ἀποκρίνασθαι δεῖ. πόθεν* 2
*δ' οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῷ λόγῳ μὲν οὐ δηλοῦται,
ἐκ δὲ τῶν Φιλιππικῶν ἱστοριῶν μαθεῖν δυνατόν. κατὰ γὰρ
τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς
Ἀθηναίους, αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς
τοὺς Ἕλληνας, ὡς ἐπαγγειλάμενον αὐτοῖς πολλὰ καὶ μεγάλα,
ψευσάμενον δέ· οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδ' ἐψεῦσθαι,
καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ. ἔπεμψαν δὲ μετὰ Φιλίππου*

Titulus in F *ὑπόθεσις λόγου οὗ ἡ ἀρχή ὅταν ὦ ἄνδρες ἀθηναῖοι λόγοι γένωνται* 4 *πρὸς* Y: *εἰς* F *τὸν* m 5 *τὸν Φίλιππον* om. m 6 *καταμαρτυρεῖν τὰς πράξεις* H. Wolf: *καταμαρτυροῦντος πράξειν* FYm 7 *ἥκοντας* .. 9 *οὗτοι* om. F 8 *ὅ τί ποτ'* Ald. Voem. Schaefer: *ὁπότε* Ym 9 *περὶ* F Y^2 mg. m: *παρὰ* Y^1 13 sq. *ἐπαγγειλάμενον* .. *ψευσάμενον* (m) . *ὑπεσχῆσθαι* Y: *ἐπαγγελλόμενον* (*ἐπαγγείλας καὶ* m) .. *ψευδόμενον* .. *ὑπισχνεῖσθαι* Fm 13 *πολλὰ μὲν* m

καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας, αἰτιώμενοι
καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν
Πελοπόννησον εὔνους τ' ἐστὶν καὶ συγκροτεῖ, αὐτοῖς δὲ περὶ
3 ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται. ἀποροῦσιν οὖν οἱ Ἀθηναῖοι
καὶ πρὸς τὸν Φίλιππον ἀποκρίσεως καὶ πρὸς τὰς πόλεις·
⟨πρὸς μὲν τὰς πόλεις⟩, ὅτι εὖνοι μέν εἰσι Λακεδαιμονίοις καὶ
τὴν τῶν Ἀργείων καὶ Μεσσηνίων μετὰ Φιλίππου σύστασιν
καὶ μισοῦσι καὶ ὑποπτεύουσιν, οὐ μὴν ἀπο|φήνασθαι δύνανται 65
δίκαια πράττειν τοὺς Λακεδαιμονίους· πρὸς δὲ τὸν Φίλιππον,
⟨ὅτι⟩ διημαρτήκασι μὲν ὧν ἤλπισαν, οὐ μὴν ὑπ' ἐκείνου γ'
αὐτοῦ δοκοῦσιν ἐξηπατῆσθαι· οὔτε γὰρ ταῖς ἐπιστολαῖς ἐνέγραψεν
ὁ Φίλιππος ἐπαγγελίαν οὐδεμίαν, οὔτε διὰ τῶν ἰδίων
πρέσβεων ἐποιήσατό τιν' ὑπόσχεσιν, ἀλλ' Ἀθηναίων τινὲς ἦσαν
οἱ τὸν δῆμον εἰς ἐλπίδα καταστήσαντες ὡς Φίλιππος Φωκέας
4 σώσει καὶ τὴν Θηβαίων ὕβριν καταλύσει. διὰ τοῦθ' ὁ Δημοσθένης
τῶν ἀποκρίσεων μνησθεὶς ἐπαγγέλλεται μὲν αὐτὰς δώσειν,
φησὶ δ' ὅτι δίκαιον ἦν τοὺς τὴν δυσχέρειαν πεποιηκότας,
ἐκείνους καὶ τὰς ἀποκρίσεις ἀπαιτεῖσθαι, τοὺς ἀπατήσαντας,
φησί, τὸν δῆμον καὶ ἀνοίξαντας Φιλίππῳ Πύλας. ταῦτα δ' εἰς
τὸν Αἰσχίνην αἰνίττεται, προκατασκευαζόμενος, ὥς φασι, τὴν
κατ' αὐτοῦ κατηγορίαν τῆς παραπρεσβείας, ἣν ὕστερον ἐνεστήσατο,
καὶ προδιαβάλλων αὐτὸν πρὸς τοὺς Ἀθηναίους.

Ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται περὶ ὧν Φίλιππος πράττει καὶ βιάζεται παρὰ τὴν εἰρήνην, ἀεὶ τοὺς ὑπὲρ ἡμῶν λόγους καὶ δικαίους καὶ φιλανθρώπους ὁρῶ φαινομένους, καὶ λέγειν μὲν ἅπαντας ἀεὶ τὰ δέοντα δοκοῦντας τοὺς κατηγοροῦντας Φιλίππου, γιγνόμενον

---

1 πρὸς ἀθηναίους m 6 πρὸς .. πόλεις et 10 ὅτι add. Ald. Less. 12 οὔτε δὲ διὰ Y 13 πρεσβειῶν F 15 σώζει m | Θηβαίων] ἀθηναίων F | καταστήσει F 18 αἰτεῖσθαι m 21 τῆς]
ή
τὴν Y τὴν τῆς m 22 προδιαβαλὼν F 25 ὑμῶν F

δ' οὐδὲν ὡς ἔπος εἰπεῖν τῶν δεόντων, οὐδ' ὧν ἕνεκα
66 *ταῦτ' ἀκούειν ἄξιον· ἀλλ' | εἰς τοῦτ' ἤδη προηγμένα τυγχάνει* 2
πάντα τὰ πράγματα τῇ πόλει, ὥσθ' ὅσῳ τις ἂν
μᾶλλον καὶ φανερώτερον ἐξελέγχῃ Φίλιππον καὶ τὴν
πρὸς ὑμᾶς εἰρήνην παραβαίνοντα καὶ πᾶσι τοῖς Ἕλλησιν
ἐπιβουλεύοντα, τοσούτῳ τὸ τί χρὴ ποιεῖν συμβουλεῦσαι
χαλεπώτερον. αἴτιον δὲ τούτων, ὅτι πάντας ὦ ἄνδρες 3
Ἀθηναῖοι τοὺς πλεονεκτεῖν ζητοῦντας ἔργῳ κωλύειν καὶ
πράξεσιν, οὐχὶ λόγοις δέον, πρῶτον μὲν ἡμεῖς οἱ παριόντες
τούτων μὲν ἀφέσταμεν καὶ γράφειν καὶ συμβουλεύειν,
τὴν πρὸς ὑμᾶς ἀπέχθειαν ὀκνοῦντες, οἷα ποιεῖ
δ', ὡς δεινά, καὶ τοιαῦτα διεξερχόμεθα· ἔπειθ' ὑμεῖς οἱ
καθήμενοι, ὡς μὲν ἂν εἴποιτε δικαίους λόγους καὶ λέγοντος
ἄλλου συνείητε, ἄμεινον Φιλίππου παρεσκεύασθε,
ὡς δὲ κωλύσαιτ' ἂν ἐκεῖνον πράττειν ταῦτ' ἐφ' ὧν ἐστι
νῦν, παντελῶς ἀργῶς ἔχετε. συμβαίνει δὴ πρᾶγμ' ἀναγκαῖον 4
οἶμαι καὶ ἴσως εἰκός· ἐν οἷς ἑκάτεροι διατρίβετε
καὶ περὶ ἃ σπουδάζετε, ταῦτ' ἄμεινον ἑκατέροις ἔχει,
ἐκείνῳ μὲν αἱ πράξεις, ὑμῖν δ' οἱ λόγοι. εἰ μὲν οὖν καὶ
νῦν λέγειν δικαιότερ' ὑμῖν ἐξαρκεῖ, ῥᾴδιον, καὶ πόνος
οὐδεὶς πρόσεστι τῷ πράγματι· εἰ δ' ὅπως τὰ παρόντ' 5
ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντ' ἔτι

---

1 *εἰπεῖν* om. S | *εἵνεκα* F 2 *προηγμένα*] post *η* in fin. vers. litt. (*γ*) erasa in S 4 *ἐξελέγχηι* F (*ηι* in ras.), superscr. rec. *ξ*, *ἐξελέγξει* A 7 post *χαλεπώτερον* add. *εἶναι* S rec. F A *ὄν* Madvig | *πάντας* S rec. F: *πάντες* S^{1}A 9 *οὐχὶ λόγοις*] *χι* et *ο* post *λ* in ras. S (*ουκ ολιγοις* S^1 iure putat Rehdantz) 11 *διὰ τὴν* S rec. s. v. (postea *διὰ* erasum) FA 12 *καὶ τοιαῦτα* S^1: *καὶ χαλεπὰ ταῦτα* S corr. F post *χαλεπὰ* add. *καὶ τοι* ab alia m. S *καὶ χαλεπὰ καὶ τοιαῦτα γρ.* FA | *ἡμεῖς* F^1 14 *συνείητε* A^1: *συνιῆτε* S^1 *συνίητε* S corr. FA corr. 15 *κωλύσετ'* A 18 *ἔχει* Y suppl. (?) Vind. 1: *ἔχειν* SFA 19 *ἡμῖν* F 20 *δικαιότερον* ut videtur S^1

πορρωτέρω λήσει πάνθ' ἡμᾶς, μηδ' ἐπιστήσεται μέγεθος
δυνάμεως πρὸς ἣν οὐδ' ἀντᾶραι δυνησόμεθα, οὐχ ὁ αὐτὸς
τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ
τοῖς λέγουσιν ἅπασιν καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα
καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.
6 Πρῶτον μέν, εἴ τις ὦ ἄνδρες Ἀθηναῖοι θαρρεῖ, ὁρῶν
ἡλίκος | ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδέν' 67
οἴεται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδ' ἐφ' ὑμᾶς
πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων
ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ
βραχέων, δι' οὓς τἀναντί' ἐμοὶ παρέστηκε προσδοκᾶν
καὶ δι' ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον· ἵν', ἐὰν μὲν ἐγὼ
δοκῶ βέλτιον προορᾶν, ἐμοὶ πεισθῆτε, ἂν δ' οἱ θαρροῦντες
7 καὶ πεπιστευκότες αὐτῷ, τούτοις προσθῆσθε. ἐγὼ
τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι λογίζομαι· τίνων ὁ Φίλιππος
κύριος πρῶτον μετὰ τὴν εἰρήνην κατέστη; Πυλῶν καὶ
τῶν ἐν Φωκεῦσι πραγμάτων. τί οὖν; πῶς τούτοις ἐχρήσατο;
ἃ Θηβαίοις συμφέρει καὶ οὐχ ἃ τῇ πόλει, πράττειν
προείλετο. τί δήποτε; ὅτι πρὸς πλεονεξίαν οἶμαι
καὶ τὸ πάνθ' ὑφ' αὑτῷ ποιήσασθαι τοὺς λογισμοὺς ἐξετάζων,
καὶ οὐχὶ πρὸς εἰρήνην οὐδ' ἡσυχίαν οὐδὲ δίκαιον
8 οὐδέν, εἶδε τοῦτ' ὀρθῶς, ὅτι τῇ μὲν ἡμετέρᾳ πόλει καὶ
τοῖς ἤθεσι τοῖς ἡμετέροις οὐδὲν ἂν ἐνδείξαιτο τοσοῦτον

---

1 πάνθ' S^{1}A^1: πάντας S corr. FA^2 3 βουλεύεσθαι SA: βουλεύσ$\overset{ε}{α}$σθαι F 5 σώσαντα A | ἀντὶ τῶν ῥ. FA 6 μὲν οὖν A 9 πάντα ταῦτα F ταῦτα πάντα A 11 μοι F 13 βέλτιον τῶν ἄλλων S rec. F A | θαρροῦντες καὶ S corr. F A: θαρρούντως S^1 cf. v. 6 14 προσθῆσθε Vind. 1 Bekker: πρόσθησθε F A προσθήσεσθε S 20 πάντ' (?) S^1 | ὑπαυτωι A ὑφ' ἑαυτῶι F 21 οὐχὶ S: οὐ FA 22 εἶδε] ἴδε A 23 ἤθεσι τοῖς ἡμετέροις A: ἤθεσι τοῖς ὑμετέροις S ἡμετέροις ἤθεσιν F | ἐνδεῖξαι S^1 | τοσοῦτον S: τοιοῦτον FA

οὐδὲ ποιήσειεν, ὑφ' οὗ πεισθέντες ὑμεῖς τῆς ἰδίας ἕνεκ'
ὠφελείας τῶν ἄλλων τινὰς Ἑλλήνων ἐκείνῳ πρόοισθε,
ἀλλὰ καὶ τοῦ δικαίου λόγον ποιούμενοι, καὶ τὴν προσοῦσαν
ἀδοξίαν τῷ πράγματι φεύγοντές, καὶ πάνθ' ἃ προσήκει
προορώμενοι, ὁμοίως ἐναντιώσεσθε, ἄν τι τοιοῦτον
ἐπιχειρῇ πράττειν, ὥσπερ ἂν εἰ πολεμοῦντες τύχοιτε.
τοὺς δὲ Θηβαίους ἡγεῖτο (ὅπερ συνέβη) ἀντὶ τῶν ἑαυτοῖς 9
γιγνομένων τὰ λοιπὰ ἐάσειν ὅπως βούλεται πράττειν
ἑαυτόν, καὶ οὐχ ὅπως ἀντιπράξειν καὶ διακωλύσειν,
68 ἀλλὰ καὶ συστρατεύσειν, ἂν αὐτοὺς |κελεύῃ. καὶ νῦν τοὺς
Μεσσηνίους καὶ τοὺς Ἀργείους ταὔθ' ὑπειληφὼς εὖ ποιεῖ.
ὃ καὶ μέγιστόν ἐστι καθ' ὑμῶν ἐγκώμιον ὦ ἄνδρες Ἀθηναῖοι·
κέκρισθε γὰρ ἐκ τούτων τῶν ἔργων μόνοι τῶν 10
πάντων μηδενὸς ἂν κέρδους τὰ κοινὰ δίκαια τῶν Ἑλλήνων
προέσθαι, μηδ' ἀνταλλάξασθαι μηδεμιᾶς χάριτος
μηδ' ὠφελείας τὴν εἰς τοὺς Ἕλληνας εὔνοιαν. καὶ ταῦτ'
εἰκότως καὶ περὶ ὑμῶν οὕτως ὑπείληφεν καὶ κατ' Ἀργείων
καὶ Θηβαίων ὡς ἑτέρως, οὐ μόνον εἰς τὰ παρόνθ'
ὁρῶν, ἀλλὰ καὶ τὰ πρὸ τούτων λογιζόμενος. εὑρίσκει 11
γὰρ οἶμαι καὶ ἀκούει τοὺς μὲν ὑμετέρους προγόνους,
ἐξὸν αὐτοῖς τῶν λοιπῶν ἄρχειν Ἑλλήνων ὥστ' αὐτοὺς
ὑπακούειν βασιλεῖ, οὐ μόνον οὐκ ἀνασχομένους τὸν λόγον
τοῦτον, ἡνίκ' ἦλθεν Ἀλέξανδρος ὁ τούτων πρόγονος
περὶ τούτων κῆρυξ, ἀλλὰ καὶ τὴν χώραν ἐκλιπεῖν προελομένους
καὶ παθεῖν ὁτιοῦν ὑπομείναντας, καὶ μετὰ

---

1 ὑφ'] υ in ras. A 2 προεισθε S^1 7 αὐτοῖς A 9 ἑαυτὸν S: ἑαυτῷ S corr. ἑαυτῶι F αὐτὸν γρ. F A 10 συστρατεύειν A 11 ταυτὰ Vind. 1: ταὔθ' S ταῦτα FA | ἐποίει S 12 καθ'] καιθ A^1 14 ἁπάντων A 21 αὐτοῖς] αὐτοὺς S | λοιπῶν S γρ. FA: ἄλλων F 24 χώραν] πόλιν γρ. FA cf. XVIII 204 | ἐκλείπειν A

ταῦτα πράξαντας ταῦθ' ἃ πάντες αἰεὶ γλίχονται λέγειν,
ἀξίως δ' οὐδεὶς εἰπεῖν δεδύνηται, διόπερ κἀγὼ παραλείψω
δικαίως (ἔστι γὰρ μείζονα τἀκείνων ἔργα ἢ ὡς
τῷ λόγῳ τις ἂν εἴποι), τοὺς δὲ Θηβαίων καὶ Ἀργείων
προγόνους τοὺς μὲν συστρατεύσαντας τῷ βαρβάρῳ, τοὺς
12 δ' οὐκ ἐναντιωθέντας. οἶδεν οὖν ἀμφοτέρους ἰδίᾳ τὸ
λυσιτελοῦν ἀγαπήσοντας, οὐχ ὅ τι συνοίσει κοινῇ τοῖς
Ἕλλησι σκεψομένους. ἡγεῖτ' οὖν, εἰ μὲν ὑμᾶς ἕλοιτο, φίλους
ἐπὶ τοῖς δικαίοις αἱρήσεσθαι, εἰ δ' ἐκείνοις πρόσθοιτο,
συνεργοὺς ἕξειν τῆς ἑαυτοῦ πλεονεξίας. διὰ ταῦτ'
ἐκείνους ἀνθ' ὑμῶν καὶ τότε καὶ νῦν αἱρεῖται. οὐ γὰρ δὴ
τριήρεις γ' ὁρᾷ πλείους αὐτοῖς | ἢ ὑμῖν οὔσας· οὐδ' ἐν 69
τῇ μεσογείᾳ τιν' ἀρχὴν ηὕρηκεν, τῆς δ' ἐπὶ τῇ θαλάττῃ
καὶ τῶν ἐμπορίων ἀφέστηκεν· οὐδ' ἀμνημονεῖ τοὺς λόγους
οὐδὲ τὰς ὑποσχέσεις, ἐφ' αἷς τῆς εἰρήνης ἔτυχεν.

13 Ἀλλὰ νὴ Δί', εἴποι τις ἂν ὡς πάντα ταῦτ' εἰδώς, οὐ
πλεονεξίας ἕνεκ' οὐδ' ὧν ἐγὼ κατηγορῶ τότε ταῦτ' ἔπραξεν,
ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ἢ ὑμᾶς ἀξιοῦν.
ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν
αὐτῷ νῦν εἰπεῖν· ὁ γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι
κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις
παραδοὺς τῷ δίκαια νομίζειν ταῦτ' εἶναι πεποιηκέναι
σκήψαιτο;

14 Ἀλλ' ἐβιάσθη νὴ Δία (τοῦτο γάρ ἐσθ' ὑπόλοιπον) καὶ
παρὰ γνώμην, τῶν Θετταλῶν ἱππέων καὶ τῶν Θηβαίων

---

1 πάντες μὲν FA | ἀεὶ FA 2 εἰπεῖν οὐδεὶς F 3 μείζω FA cf. XIX 142. XX 28. XXIII 129 8 ἕλοιτο, φίλους Rehdantz: ἕλοιτο φίλους SFA 9 προσθεῖτο S 10 αὐτοῦ F αυτοῦ A 12 ἐνούσας FA | ἐν μὲν FA 16 ἂν om. A 17 ἕνεκεν SA 18 δικαιότερα .. ὑμᾶς ἀξιοῦν S: δικαιότερ' ἀξιοῦν .. ὑμᾶς FA 19 τῶν λόγων πάντων F 20 ἀφεῖναι Hermog. III 300 W. (317, 21 R.) et III 361 (375, 21) cl. V

*ὁπλιτῶν ἐν μέσῳ ληφθείς, συνεχώρησε ταῦτα. καλῶς.
οὐκοῦν φασὶν μὲν μέλλειν πρὸς τοὺς Θηβαίους αὐτὸν
ὑπόπτως ἔχειν, καὶ λογοποιοῦσι περιόντες τινὲς ὡς Ἐλά-
τειαν τειχιεῖ. ὁ δὲ ταῦτα μὲν μέλλει καὶ μελλήσει γ', ὡς* 15
*ἐγὼ κρίνω, τοῖς Μεσσηνίοις δὲ καὶ τοῖς Ἀργείοις ἐπὶ
τοὺς Λακεδαιμονίους συλλαμβάνειν οὐ μέλλει, ἀλλὰ καὶ
ξένους εἰσπέμπει καὶ χρήματ' ἀποστέλλει καὶ δύναμιν
μεγάλην ἔχων αὐτός ἐστι προσδόκιμος. τοὺς μὲν ὄντας
ἐχθροὺς Θηβαίων Λακεδαιμονίους ἀναιρεῖ, οὓς δ' ἀπώ-
λεσεν αὐτὸς πρότερον Φωκέας νῦν σῴζει; καὶ τίς ἂν* 16
*ταῦτα πιστεύσειεν; ἐγὼ μὲν γὰρ οὐκ ἂν ἡγοῦμαι Φίλιπ-
πον, οὔτ' εἰ τὰ πρῶτα βιασθεὶς ἄκων ἔπραξεν, οὔτ' ἂν
εἰ νῦν ἀπεγίγνωσκεν Θηβαίους, τοῖς ἐκείνων ἐχθροῖς*
70 *συνεχῶς ἐναντιοῦσθαι, ἀλλ' ἀφ' ὧν νῦν ποιεῖ, | κἀκεῖν'
ἐκ προαιρέσεως δῆλός ἐστι ποιήσας, ἐκ πάντων δ', ἂν
τις ὀρθῶς θεωρῇ, πάνθ' ἃ πραγματεύεται κατὰ τῆς πό-
λεως συντάττων. καὶ τοῦτ' ἐξ ἀνάγκης τρόπον τιν' αὐτῷ* 17
*νῦν γε δὴ συμβαίνει. λογίζεσθε γάρ. ἄρχειν βούλεται,
τούτου δ' ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ
πολὺν ἤδη χρόνον, καὶ τοῦτ' αὐτὸς ἄριστα σύνοιδεν αὑ-
τῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει, τούτοις πάντα τἄλλ'
ἀσφαλῶς κέκτηται· εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν
προεῖτο, οὐδ' ἂν οἴκοι μένειν βεβαίως ἡγεῖται. ἀμφότερ* 18

---

2 *τοὺς* om. A   3 *τινες περιόντες* F   4 *τειχιεῖ*] sec. *ι* in ras. A | *γ'* om. S   6 *συλλαμβάνειν* Weil (schol. Aristoph. Ach. 205 cont. Blass): *συμβάλλειν* SA *συνεισβάλλειν* F   8 *μὲν οὖν* FA   11 *οὐκ ἂν ἡγοῦμαι* Reiske: *οὐδ' ἂν ἡγοῦμαι* S *γρ.* FA (*οὐ δᾶν* = *οὐ δὴ ἂν* Schanz) *ἡγοῦμαι οὐκ ἂν* F *ἡγοῦμαι* Priscian. II 282, 11. 301, 13   16 *θεωρῆι* A: *θεωρεῖ* S *θεωροίη* F | *πάνθ' ἃ* Foertsch coll. VIII 48: *πάντα* S *ὅτι πάντα* FA   20 *ἑαυτῶι* F   21 *ἡμετέροις* F | *ἔχει* S: *ἔχει χρῆσθαι* S rec. mg. A *ἔχει χρήσασθαι* F ex X 12   23 *ἡγεῖται* Cobet: *ἡγεῖτο* SFA

*οὖν οἶδεν, καὶ αὐτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους· εὖ φρονεῖν δ' ὑμᾶς ὑπολαμβάνων, δικαίως
αὐτὸν μισεῖν νομίζει, καὶ παρώξυνται, πείσεσθαί τι προσδοκῶν, ἂν καιρὸν λάβητε, ἂν μὴ φθάσῃ ποιήσας πρό-*
19 *τερος. διὰ ταῦτ' ἐγρήγορεν, ἐφέστηκεν, ἐπὶ τῇ πόλει θεραπεύει τινάς, Θηβαίους καὶ Πελοποννησίων τοὺς ταὐτὰ
βουλομένους τούτοις, οὓς διὰ μὲν πλεονεξίαν τὰ παρόντ'
ἀγαπήσειν οἴεται, διὰ δὲ σκαιότητα τρόπων τῶν μετὰ
ταῦτ' οὐδὲν προόψεσθαι. καίτοι σωφρονοῦσί γε καὶ μετρίως ἐναργῆ παραδείγματ' ἔστιν ἰδεῖν, ἃ καὶ πρὸς Μεσσηνίους καὶ πρὸς Ἀργείους ἔμοιγ' εἰπεῖν συνέβη, βέλτιον
δ' ἴσως καὶ πρὸς ὑμᾶς ἐστιν εἰρῆσθαι.*

20 *„Πῶς γὰρ οἴεσθ'", ἔφην, „ὦ ἄνδρες Μεσσήνιοι δυσχερῶς ἀκούειν Ὀλυνθίους, εἴ τίς τι λέγοι κατὰ Φιλίππου
κατ' ἐκείνους τοὺς χρόνους, ὅτ' Ἀνθεμοῦντα μὲν αὐτοῖς
ἀφίει, ἧς πάντες οἱ πρότερον Μακεδονίας βασιλεῖς ἀντεποιοῦντο, Ποτείδαιαν δ' ἐδίδου τοὺς Ἀθηναίων ἀποίκους | ἐκβάλλων, καὶ τὴν μὲν ἔχθραν τὴν πρὸς ἡμᾶς* 71
*αὐτὸς ἀνήρητο, τὴν χώραν δ' ἐκείνοις ἐδεδώκει καρποῦσθαι; ἆρα προσδοκᾶν αὐτοὺς τοιαῦτα πείσεσθαι, ἢ
21 λέγοντος ἄν τινος πιστεῦσαι [οἴεσθε]; ἀλλ' ὅμως", ἔφην
ἐγώ, „μικρὸν χρόνον τὴν ἀλλοτρίαν καρπωσάμενοι πολὺν*

---

1 *ἑαυτὸν* F 2 *δικαίως* A: *δικαίως ἂν* SF 3 *νομίζει* F¹: *νομίζοι* SF rec. A | *τι* SA¹: *τι κακὸν* FA²mg. 4 *ἐὰν* F | *ἐὰν μὴ* FA | *πρότερος φθάσηι ποιήσας* F | *πρότερον* A 5 post *ἐφέστηκεν* interpunxit Reiske 6 *θηβαίων* FA | *ταῦτα* S¹A 7 *βουλευομένους* A | *τούτωι* F s. v. rec. 11 *πρὸς* om. F 12 *ἐστὶν καὶ πρὸς* $\overset{ή}{\text{ὑ}}$*μᾶς* F 13 *ἔφη* S¹ 14 *εἴ τίς τι* S γρ. F: *εἴ τις* FA 16 *ἀφίει* F *ἠφίει* A | *ἧς* SF rec.: *οὗ* F¹A 17 *ἐποίκους* F¹ 18 *ἐκβάλλων* S γρ. F: *ἐκβαλὼν* FA | $\overset{η}{\text{ὑ}}$*μας* F 19 *ἀνείρητο* S¹ 21 *οἴεσθε* S, post Benselerum del. Weil *οὐκ οἴεσθέ γε* F (sed *οὐκ* add. s. v. rec.) A

τῆς αὑτῶν ὑπ' ἐκείνου στέρονται, αἰσχρῶς ἐκπεσόντες, οὐ
κρατηθέντες μόνον, ἀλλὰ καὶ προδοθέντες ὑπ' ἀλλήλων
καὶ πραθέντες· οὐ γὰρ ἀσφαλεῖς ταῖς πολιτείαις αἱ πρὸς
τοὺς τυράννους αὗται λίαν ὁμιλίαι. τί δ' οἱ Θετταλοί; ἆρ' 22
οἴεσθ'," ἔφην, „ὅτ' αὐτοῖς τοὺς τυράννους ἐξέβαλε καὶ
πάλιν Νίκαιαν καὶ Μαγνησίαν ἐδίδου, προσδοκᾶν τὴν
καθεστῶσαν νῦν δεκαδαρχίαν ἔσεσθαι παρ' αὐτοῖς; ἢ τὸν
τὴν πυλαίαν ἀποδόντα, τοῦτον τὰς ἰδίας αὐτῶν προσόδους
παραιρήσεσθαι; οὐκ ἔστι ταῦτα. ἀλλὰ μὴν γέγονε ταῦτα
καὶ πᾶσιν ἔστιν εἰδέναι. ὑμεῖς δ'", ἔφην ἐγώ, „διδόντα μὲν 23
καὶ ὑπισχνούμενον θεωρεῖτε Φίλιππον, ἐξηπατηκότα δ'
ἤδη καὶ παρακεκρουμένον ἀπεύχεσθε, εἰ σωφρονεῖτε δή,
ἰδεῖν. ἔστι τοίνυν νὴ Δία", ἔφην ἐγώ, „παντοδαπὰ ηὑρημένα
ταῖς πόλεσι πρὸς φυλακὴν καὶ σωτηρίαν, οἷον χαρακώματα
καὶ τείχη καὶ τάφροι καὶ τἄλλ' ὅσα τοιαῦτα.
καὶ ταῦτα μέν ἐστιν ἅπαντα χειροποίητα καὶ δαπάνης 24
προσδεῖται· ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων
ἐν αὑτῇ κέκτηται φυλακτήριον, ὃ πᾶσι μέν ἐστ' ἀγαθὸν
καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους.
τί οὖν ἐστι τοῦτο; ἀπιστία. ταύτην φυλάττετε,
ταύτης ἀντέχεσθε· ἂν ταύτην σῴζητε, οὐδὲν μὴ δεινὸν
πάθητε. τί ζητεῖτε;" ἔφην. „ἐλευθερίαν. εἶτ' οὐχ ὁρᾶτε 25
72 Φίλιπ|πον ἀλλοτριωτάτας ταύτῃ καὶ τὰς προσηγορίας

---

1 ἑαυτῶν F 4 αὗται om. F 5 αὐτοῖς] αὐτῶν F | ἐξέβαλε(ν) SF corr.: ἐξέβαλλεν F^{1} A 7 τετραρχίαν (Δ̄ΑΡΧΙΑΝ) Reiske cf. IX 26 Harpocr. s. v. δεκαδ. 8 τούτων F^{1} 12 παρακεκρουσμένον S rec. FA (παρακέκρουσται XXIV 37) | ἀπεύξασθε F^{2}A | εἰ σωφρονεῖτε δὴ S: ἂν σωφρονῆτ' FA | δὴ del. Blass; num. μὴ (sic r teste May)? cf. Berl. Philol. Wochenschr. 1902, p. 1125 sq. 16 δαπάνης πολλῆς FA ex VIII 48 18 ἐν om. S cf. § 36; possis αὐτὴ cf. VIII 72 | ἑαυτῆι F 21 ἐὰν F | δεινὸν μὴ FA 22 τί οὖν F | ἐλευθερίαν; A rec., Ruediger

ἔχοντα; βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ
καὶ νόμοις ἐναντίος. οὐ φυλάξεσθ' ὅπως", ἔφην,
„μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;"

26 Ταῦτ' ἀκούσαντες ἐκεῖνοι, καὶ θορυβοῦντες ὡς ὀρθῶς
λέγεται, καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων
καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον, ὡς ἔοικεν, οὐδὲν
μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδ' ὧν ἐπαγγέλλεται.
καὶ οὐ τοῦτ' ἔστ' ἄτοπον, εἰ Μεσσήνιοι καὶ
Πελοποννησίων τινὲς παρ' ἃ τῷ λογισμῷ βέλτισθ' ὁρῶσίν
27 τι πράξουσιν, ἀλλ' ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν
λεγόντων ἀκούοντες ἡμῶν, ὡς ἐπιβουλεύεσθε, ὡς περιτειχίζεσθε,
ὥστε μηδὲν ἤδη ποιῆσαι λήσεθ', ὡς ἐμοὶ δοκεῖ,
πάνθ' ὑπομείναντες· οὕτως ἡ παραυτίχ' ἡδονὴ καὶ
ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθ' ὕστερον συνοίσειν μέλλοντος.

28 Περὶ μὲν δὴ τῶν ὑμῖν πρακτέων καθ' ὑμᾶς αὐτοὺς
ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· ἃ δὲ νῦν ἀποκρινάμενοι
τὰ δέοντ' ἂν εἴητ' ἐψηφισμένοι, ταῦτα δὴ λέξω.

Ἦν μὲν οὖν δίκαιον ὦ ἄνδρες Ἀθηναῖοι τοὺς ἐνεγκόντας
τὰς ὑποσχέσεις, ἐφ' αἷς ἐπείσθητε ποιήσασθαι τὴν
29 εἰρήνην, καλεῖν· οὔτε γὰρ αὐτὸς ἄν ποθ' ὑπέμεινα πρεσβεύειν,
οὔτ' ἂν ὑμεῖς οἶδ' ὅτι ἐπαύσασθε πολεμοῦντες,

---

1 ἅπας καὶ τύραννος A 2 ἐναντίον A | ἔφην ὅπως A 3 ἀπαλλαγὴν Cobet, at v. Dion. Hal. Ant. IV 28, 4 5 καὶ παρὰ A 6 ὕστερον ἀκούσαντες F 8 ἐστιν SF 10 τι om. A | αὐτοὶ post ὑμεῖς ponit F | post οἱ ras. 3 vel 4 litt. quarum ultima ι S 11 περιτειχίζεσθε S^1 et S s. v. rec. F: περιτοιχίζεσθε S corr. περιστοιχίζεσθε γρ. S rec. A ex IV 9 12 ὥστε S^1F^1: ὡς ἐκ τοῦ S rec. F corr. A ἐκ τοῦ Y suppl. | ποιῆσαι S^1F: ποιεῖν S corr. γρ. FA | λήσεθ' γρ. FA: λήσεσθ(ε) SF 13 πάντα ταῦθ' F 17 ἀποκρινόμενοι A 18 ταῦτ' ἤδη FA 19 ΑΠΟΚΡΙΣΙΣ add. Olivetus Dobree 20 τὰς om. SA | ποιῆσαι F 22 εὖ οἶδ' F

εἰ τοιαῦτα πράξειν τυχόντ' εἰρήνης Φίλιππον ᾤεσθε·
ἀλλ' ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ
πάλιν γ' ἑτέρους καλεῖν. τίνας; τοὺς ὅτ' ἐγὼ γεγονυίας
ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς
73 ἐπὶ | τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν,
προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι
Πύλας οὐδὲ Φωκέας, λέγοντας, ὡς ἐγὼ μὲν ὕδωρ πίνων 30
εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος
δ', ἅπερ εὔξαισθ' ἂν ὑμεῖς, ἐὰν παρέλθῃ, πράξει,
καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει
τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσι διορύξει,
Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντ' Ἀμφιπόλεως
ὑμῖν ἀποδώσει· ταῦτα γὰρ ἅπαντ' ἐπὶ τοῦ βήματος
ἐνταῦθα μνημονεύετ' οἶδ' ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ
δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι. καὶ τὸ πάντων αἴσχιστον, 31
καὶ τοῖς ἐκγόνοις πρὸς τὰς ἐλπίδας τὴν αὐτὴν εἰρήνην
εἶναι ταύτην ἐψηφίσασθε· οὕτω τελέως ὑπήχθητε.
τί δὴ ταῦτα νῦν λέγω καὶ καλεῖν φημὶ δεῖν τούτους;
ἐγὼ νὴ τοὺς θεοὺς τἀληθῆ μετὰ παρρησίας ἐρῶ πρὸς
ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι· οὐχ ἵν' εἰς λοιδορίαν ἐμπεσὼν 32
ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρ' ὑμῖν ποιήσω, τοῖς δ' ἐμοὶ
προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ
πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδ' ἵν' ὡς ἄλλως ἀδολεσχῶ·
ἀλλ' οἴομαί ποθ' ὑμᾶς λυπήσειν ἃ Φίλιππος πράτ-

1 τοσαῦτα S | οἴεσθε A rec. mg. 2 πολὺ s. v. add. A^1 3 καλεῖν· τινὰς S^{1}A 8 δύσκολος καὶ δύστροπος FA 9 ὅπερ SF rec. | εὔξεσθ' F | πράξηι A 11 τέλεσιν A^1 13 πάντ' F 14 ἐνταυθοῖ FA ἐνταυθὶ Bekker 16 ἐ$\overset{κ}{γ}$γόνοις F 17 εἶναι] αι s. v. F | προσεψηφίσασθε F 22 καὶ νῦν παράσχω πρ. SA: παράσχω πρ. $\overset{ε}{\text{καὶ}}$ $\overset{η}{\text{νῦν}}$ F 23 ὥς SF: τὴν A 24 οἶμαι FA

33 τει μᾶλλον ἢ τὰ νυνί· τὸ γὰρ πρᾶγμ' ὁρῶ προβαῖνον,
καὶ οὐχὶ βουλοίμην ἂν εἰκάζειν ὀρθῶς, φοβοῦμαι δὲ μὴ
λίαν ἐγγὺς ᾖ τοῦτ' ἤδη. ὅταν οὖν μηκέθ' ὑμῖν ἀμελεῖν
ἐξουσία γίγνηται τῶν συμβαινόντων, μηδ' ἀκούηθ' ὅτι
ταῦτ' ἐφ' ὑμᾶς ἐστιν ἐμοῦ μηδὲ τοῦ δεῖνος, ἀλλ' αὐτοὶ
πάντες ὁρᾶτε καὶ εὖ εἰδῆτε, ὀργίλους καὶ τραχεῖς ὑμᾶς
34 ἔσεσθαι νομίζω. φοβοῦμαι δὴ μή, τῶν | πρέσβεων σεσιω- 74
πηκότων ἐφ' οἷς αὐτοῖς συνίσασι δεδωροδοκηκότες, τοῖς
ἐπανορθοῦν τι πειρωμένοις τῶν διὰ τούτους ἀπολωλό-
των τῇ παρ' ὑμῶν ὀργῇ περιπεσεῖν συμβῇ· ὁρῶ γὰρ ὡς
116 τὰ πόλλ' ἐνίους οὐκ εἰς τοὺς αἰτίους, ἀλλ' εἰς τοὺς ὑπὸ
35 χεῖρα μάλιστα τὴν ὀργὴν ἀφιέντας. ἕως οὖν ἔτι μέλλει
καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων,
ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθ' ὅμως ἐπαναμνῆσαι
βούλομαι, τίς ὁ Φωκέας ~~πείσας~~ καὶ Πύλας προέσθαι, ὧν
καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ
τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχ' ὑμῖν
μὴ περὶ τῶν δικαίων μηδ' ὑπὲρ τῶν ἔξω πραγμάτων
εἶναι τὴν βουλήν, ἀλλ' ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ
πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον,
36 ἐπειδὰν παρῇ, γέγονεν δ' ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. εἰ γὰρ
μὴ παρεκρούσθητε τόθ' ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει

---

1 νῦν F | τὰ γὰρ πράγματα ὁρῶ προβαίνοντα F 2 βουλοί-
φοβοῦμαι
μην μὲν FA | βούλομαι F (ex v. antecedente) φόβου A^1 6 πάνθ' A
7 πρέσβεων SF: αἰτίων A 8 δεδωροδοκηκότες S: δεδωροδο-
κηκόσι(ν) FA corr. δεδωροδοκήκασι A^1 11 αἰτίους SF: πολ-
λοὺς γρ. FA | ἀλλ' εἰς τοὺς iteratum in A, prius punctis deletum
14 ἐπαναμιμνήσκεσθαι S 15 φωκέας πείσας καὶ πύλας A:
φωκέας πείσας καὶ πύλας ποιήσας S φωκέας καὶ πύλας σώσας
(πει s. v. rec.) ὑμᾶς F 18 μὴ S: μήτε F μηκέτι A | ἔξω om. S^1
add. rec. in fine col. 21 ἐν S γρ. FA: om. F

πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν XIX 158
ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ
τὰς Πύλας καὶ Φωκέας, ἀλλ' ἢ τὰ δίκαι' ἂν ἐποίει καὶ
τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμ' ἂν ἦν ἐν
ὁμοίῳ πολέμῳ δι' ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν. ταῦτ' 37
οὖν ὡς μὲν ὑπομνῆσαι νῦν ἱκανῶς εἴρηται, ὡς δ' ἂν
ἐξετασθείη μάλιστ' ἀκριβῶς, μὴ γένοιτ' ὦ πάντες θεοί·
οὐδένα γὰρ βουλοίμην ἔγωγ' ἄν, οὐδ' εἰ δίκαιός ἐστ'
ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας
δίκην ὑποσχεῖν.

4 ἐν om. S^1 5 τότε SF: πρότερον γρ. FA 8 ἂν ἔγωγε FA

In S F subscriptum est

ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Β̄
Η̄ Η̄ 𐅄̄ Δ̄ Δ̄ Δ̄ Δ̄

in A ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Β̄

1 XI 14

VII

ΠΕΡΙ ΑΛΟΝΝΗΣΟΥ

ΥΠΟΘΕΣΙΣ

Οὗτος ὁ λόγος ἐπιγράφεται μὲν περὶ Ἁλοννήσου, τάχα δ'
ὀρθότερον ἐπιγράφειν 'πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου'. πέπομφε
γὰρ πρὸς τοὺς Ἀθηναίους ἐπιστολὴν περὶ πολλῶν διαλεγόμενος,
2 *ὧν ἕν ἐστι καὶ τὸ κατὰ τὴν Ἁλόννησον, ἥτις ἦν*
μὲν τῶν Ἀθηναίων ἀρχαῖον κτῆμα, κατὰ δὲ τοὺς Φιλίππου
καιροὺς ὑπὸ λῃστῶν κατείχετο, οὓς ἐκβαλὼν ὁ Φίλιππος ἀπαιτοῦσι
μὲν τοῖς Ἀθηναίοις τὴν νῆσον οὐκ ἀποδίδωσιν (ἑαυτοῦ
γὰρ εἶναί φησιν), αἰτοῦσι δ' ὑπισχνεῖται δώσειν. ὁ δὲ λόγος
οὐ δοκεῖ μοι Δημοσθένους εἶναι. δηλοῖ δ' ἡ φράσις καὶ ἡ τῆς
συνθέσεως ἁρμονία, πολὺ τὸν Δημοσθενικὸν πεφευγυῖα τύπον,
ἀνειμένη τε καὶ διαλελυμένη παρὰ τὴν ἰδέαν τούτου τοῦ ῥήτορος.
καὶ μὴν καὶ τὸ ἐπὶ τέλει ῥηθὲν οὐ μικρὸν μαρτύριον
τοῦ νόθον εἶναι τὸν λόγον, „εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς
κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε“.
3 *ὁ μὲν γὰρ Δημοσθένης εἴωθεν παρρησίᾳ χρῆσθαι, τοῦτο δ'*
ὕβρις ἐστὶ καὶ λοιδορία μέτρον οὐκ ἔχουσα, εὐτέλειά τ' αὐτῷ
δεινὴ πρόσεστι κατὰ τὴν ἑρμηνείαν· πρὸς δὲ τούτοις καὶ εὔ-

ὑπόθεσις λόγου οὗ ἡ ἀρχή· ὦ ἄνδρες Ἀθηναῖοι οὐκ ἔστιν ὅπως αἱ αἰτίαι F   2 cf. Dion. Hal. de Demosth. p. 994   4 *ὧν ἕν ἐστι καὶ τὸ* Y: *τῶν* F | *ἀλλόνησον* F^1 8 *αἰτοῦσι*] *ἀποῦσι* F 11 *ἀνειμένον τε καὶ διαλελυμένον* F | cf. Phot. cod. 265 p. 491 a 8 sqq. | *τούτου* del. videtur

*ηθες τὸ νομίζειν ἐν τοῖς κροτάφοις ἔχειν τοὺς ἀνθρώπους τὸν
ἐγκέφαλον. ὑπώπτευσαν δὲ καὶ οἱ πρεσβύτεροι τὸν λόγον ὡς
οὐ τοῦ ῥήτορος, καὶ πεφωράκασί γέ τινες ὅνθ' Ἡγησίππου
καὶ ἀπὸ τῆς ἰδέας τῶν λόγων (τοιαύτῃ γὰρ κέχρηται) καὶ ἀπὸ
76 τῶν | πραγμάτων· κατὰ Καλλίππου γὰρ τοῦ Παιανιέως φησὶν
ὁ τὸν λόγον γεγραφὼς ἀπενηνοχέναι γραφὴν παρανόμων, φαίνεται
δ' οὐχ ὁ Δημοσθένης, ἀλλ' ὁ Ἡγήσιππος τὴν κατὰ τοῦ
Καλλίππου γραφὴν ἐνστησάμενος. νὴ Δία, ἀλλ' ὁ λόγος συμβουλεύει 4
περὶ τῆς Ἁλοννήσου τοῖς Ἀθηναίοις μὴ λαμβάνειν
αὐτήν, ἀλλ' ἀπολαμβάνειν, καὶ διαφέρεται περὶ τῶν ὀνομάτων,
ταῦτα δ' Αἰσχίνης φησὶ τὸν Δημοσθένη συμβεβουλευκέναι τοῖς III 88
Ἀθηναίοις. εἶτα τί τοῦτο; δύναται γὰρ τὴν αὐτὴν πεποιῆσθαι
συμβουλὴν καὶ Δημοσθένης καὶ Ἡγήσιππος, ἐπεὶ καὶ τἄλλα
τῆς αὐτῆς ἦσαν ἐν τῇ πολιτείᾳ προαιρέσεως καὶ τοῖς φιλιππίζουσι
τῶν ῥητόρων ἀντέλεγον, καὶ μέμνηται καὶ ὁ Δημοσθένης IX 72
τοῦ Ἡγησίππου ὡς καὶ πρεσβεύσαντος μεθ' ἑαυτοῦ καὶ ἀντιταχθέντος
τῷ Μακεδόνι. δῆλον οὖν ὅτι ὁ μὲν τοῦ Δημοσθένους 5
λόγος ὁ περὶ τῆς Ἁλοννήσου ῥηθεὶς οὐ σῴζεται, ἐκείνου
δ' οὐκ ὄντος τὸν εὑρεθέντα προσέθεσαν αὐτῷ, ἀφορμὴν ἔχοντες
τὸ περὶ Ἁλοννήσου λόγον εἰρῆσθαι τῷ ῥήτορι, οὐκέτι δ' ἐξετάζοντες
εἰ τοῦτον εἰκὸς εἶναι τὸν ἐκείνου.*

**Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν ὅπως αἱ αἰτίαι, ἃς
Φίλιππος αἰτιᾶται τοὺς ὑπὲρ τῶν δικαίων πρὸς ὑμᾶς
λέγοντας, κωλύσουσι συμβούλους ἡμᾶς γίγνεσθαι ὑπὲρ
77 τῶν ὑμῖν συμφερόντων· δεινὸν γὰρ ἂν | εἴη, εἰ τὴν ἐπὶ
τοῦ βήματος παρρησίαν αἱ παρ' ἐκείνου πεμπόμεναι
ἐπιστολαὶ ἀνέλοιεν. ἐγὼ δ' ὑμῖν ὦ ἄνδρες Ἀθηναῖοι.**

---

1 *τὸ νομίζειν* Y: *τι νομίζεται τὸ* F 5. 8 *καλίππου* Y 11 *ταῦτα* Y: *τούτοις* F | *δημοσθένην* Y 13 *ἐπὶ* F^1 16 *μετ' αὐτοῦ* Y 20 *τὸ* O^2: *τὸν* FY 22 *ὦ* S Dion. Hal. de Dem. 994 ad Amm. 737, F argum.: om FA 26 *πεμπόμεναι* del. Cobet

βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιππος ἐπέσταλκεν,
περὶ τούτων διεξελθεῖν· ὕστερον δέ, περὶ ὧν οἱ πρέσβεις
λέγουσι, καὶ ἡμεῖς λέξομεν.

2 Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων ὡς
ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δ' οὔ φησιν δικαίως
αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν
οὔτε νῦν ἔχειν. ἔλεγεν δὲ καὶ πρὸς ἡμᾶς τοιούτους
λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύσαμεν, ὡς λῃστὰς ἀφελόμενος
ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκειν
3 αὐτὴν ἑαυτοῦ εἶναι. τοῦτον δὲ τὸν λόγον, ὡς οὐκ ἔστι
δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι. ἅπαντες
γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες
καὶ τούτους ἐχυροὺς ποιούμενοι, ἐντεῦθεν τοὺς ἄλλους
κακῶς ποιοῦσιν. ὁ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ
κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι
4 ἀδίκως καὶ ἀλλότρια εἶχον, ταῦθ' ἑαυτοῦ γίγνεσθαι. εἰ
γὰρ ταῦτα συγχωρήσετε, τί κωλύει, καὶ εἴ τινα τῆς Ἀττικῆς
λῃσταὶ τόπον καταλάβοιεν ἢ Λήμνου ἢ Ἴμβρου ἢ
Σκύρου, καί τινες τούτους τοὺς λῃστὰς ἐκκόψαιεν, εὐθὺς
καὶ τὸν τόπον τοῦτον, οὗ ἦσαν οἱ λῃσταί, τὸν ὄντα ἡμέτερον,
5 τῶν τιμωρησαμένων τοὺς λῃστὰς γίγνεσθαι; Φίλιππος
δ' οὐκ ἀγνοεῖ ταῦτ' οὐ δίκαια λέγων, ἀλλ' εἰ καί τις
ἄλλος ἐπιστάμενος παρακρουσθῆναι ἂν ὑμᾶς οἴεται ὑπὸ
τῶν τἀνταῦθα διοικήσειν, ὡς ἂν αὐτὸς ἐκεῖνος βούληται,

---

1 $\overset{ε}{ἀ}πέσταλκεν$ F 8 ἐπρεσβεύομεν A^1 (Hermog. III 110 W. = 136,6 R.) corr. pr. m. 9 προσήκει Hermog. 10 αὑτοῦ A 13 ἐχυροὺς S^1 (ε in ο ras. mutatum) A Hermog.: $\overset{ε}{ὀ}χυροὺς$ F 16 ἐᾶν $\overset{τοὺς}{ἑαυτοῦ}$ Hermog. 20 τῶν τόπων τούτων οὓς A^1 | ὑμέτερον A^1 21 πρὸς λῃιστὰς F 22 ἀλλ' εἰ καὶ … 89,1 πραττόντων om. S 24 ἐνταῦθα F | μελλόντων post διοικήσειν add. F A mg. et A rec. s. v. | βούλεται A

καὶ πρὶν ὑπεσχημένων καὶ νῦν δὲ πραττόντων. ἀλλὰ
78 *μὴν | οὐδ' ἐκεῖνό γε λανθάνει αὐτόν, ὅτι δι' ἀμφοτέρων*
τῶν ὀνομάτων, ὁποτέρῳ ἂν χρῆσθε, ὑμεῖς ἕξετε τὴν
νῆσον, ἄν τε λάβητε ἄν τ' ἀπολάβητε. τί οὖν αὐτῷ δια- 6
φέρει, μὴ τῷ δικαίῳ ὀνόματι χρησάμενον ἀποδοῦναι
ὑμῖν, ἀλλὰ δωρειὰν δεδωκέναι, τῷ ἀδίκῳ; οὐχ ἵν' εὐερ-
γέτημά τι καταλογίσηται πρὸς ὑμᾶς (γέλοιον γὰρ ἂν
εἴη τοῦτό γ' εὐεργέτημα), ἀλλ' ἵν' ἐνδείξηται ἅπασι τοῖς
Ἕλλησιν, ὅτι Ἀθηναῖοι τὰ ἐν τῇ θαλάττῃ χωρία ἀγαπῶσι
παρὰ τοῦ Μακεδόνος λαμβάνοντες. τοῦτο δ' ὑμῖν οὐ
ποιητέον ἐστὶν ὦ ἄνδρες Ἀθηναῖοι.

Ὅταν δὲ λέγῃ περὶ τούτων ὡς ἐθέλει διαδικάσασθαι, 7
οὐδὲν ἀλλ' ἢ χλευάζει ὑμᾶς, πρῶτον μὲν ἀξιῶν Ἀθηναίους
ὄντας πρὸς τὸν ἐκ Πέλλης ὁρμώμενον περὶ τῶν νήσων
διαδικάζεσθαι, πότερ' ὑμέτεραι ἢ ἐκείνου εἰσίν. ὁπότε
γὰρ ἡ μὲν δύναμις ἡ ὑμετέρα, ἡ ἐλευθερώσασα τοὺς
Ἕλληνας, μὴ δύναται ὑμῖν τὰ ἐν τῇ θαλάττῃ χωρία
σῴζειν, οἱ δὲ δικασταί, οἷς ἂν ἐπιτρέψητε, οἱ κύριοι τῆς
ψήφου, οὗτοι ὑμῖν σώσουσιν, ἐὰν μὴ Φίλιππος αὐτοὺς
πρίηται, πῶς ὑμεῖς οὐχ ὁμολογουμένως, ὅταν ταῦτα δια- 8
πράττησθε, τῶν ἐν τῇ ἠπείρῳ ἁπάντων ἀφεστήκατε καὶ
ἐπιδείκνυτε ἅπασιν ἀνθρώποις, ὅτι οὐδὲ περὶ ἑνὸς αὐτῶν

3 *ὁποτέρων* S^1 4 *ἐάν* bis A 7 *γέλοιον* S^1A^1: *γελοῖον* S corr. FA corr. 8 *τοῦτό γε* Vind. 1: *τοῦτο τὸ* S *τοῦτό γε τὸ* FA | *ἐνδείξητε* A^1 | *πᾶσι* F 12 *διαδικά*$\overset{σα}{ζ}$*εσθαι* F 13 *χλευάζει*] *χλευ* in ras. A^2 15 *πότερον* F 16 $\overset{υ}{η}$*μετέρα* F 17 *δύν*$\overset{α}{η}$*ται* F | *τὰ χωρία τὰ ἐν τῆι θαλάττηι* F 18 *διασώιζειν* FA 19 *σώιζ*$\overset{ω}{ο}$*υσιν* F *σώζουσιν* A 20 *ἡμεῖς οὐχ ὁμολογουμενως* S 21 *πάντων* A | *ἐφεστήκατε* A^1 22 *ἐπιδείκνυτε* S rec. s. v.: *ἐπιδείκνυται* S^1FA | *πᾶσιν* A | *ἑνὸς ἂν* FA | *αὐτῶν* S: *αὐτῶι* FA

διαγωνιεῖσθε, εἴγε περὶ τῶν ἐν τῇ θαλάττῃ, οὗ φατὲ
ἰσχύειν, μὴ διαγωνιεῖσθε, ἀλλὰ δικάσεσθε;

9 Ἔτι περὶ συμβόλων φησὶ πεπομφέναι πρὸς ὑμᾶς τοὺς
ποιησομένους, ταῦτα δὲ κύρια ἔσεσθαι, οὐκ ἐπειδὰν ἐν
τῷ δικαστηρίῳ τῷ παρ' ὑμῖν κυρωθῇ, ὥσπερ ὁ νόμος
κελεύει, ἀλλ' ἐπειδὰν ὡς ἑαυτὸν ἐπανενεχθῇ, ἐφέσιμον
τὴν παρ' ὑμῶν γενο|μένην γνῶσιν ὡς ἑαυτὸν ποιούμενος. 79
βούλεται γὰρ ὑμῶν τοῦτο προλαβεῖν καὶ ὁμολογούμενον
ἐν τοῖς συμβόλοις καταστῆσαι, ὅτι τῶν περὶ Ποτείδαιαν
γεγενημένων ἀδικημάτων οὐδὲν ἐγκαλεῖτε αὐτῷ ὡς ἀδικούμενοι,
ἀλλὰ βεβαιοῦτε δικαίως αὐτὴν ἐκεῖνον καὶ
10 λαβεῖν καὶ κεκτῆσθαι. καίτοι Ἀθηναίων οἱ ἐν Ποτειδαίᾳ
κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον,
ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς
Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν
ὑπ' αὐτοῦ τὰ κτήματα. ταῦτα δὴ βούλεται τἀδικήματα
πολλάκις πανταχόσε παρ' ὑμῖν βεβαιώσασθαι,
11 ὅτι οὔτ' ἐγκαλεῖτε οὔτε ἡγεῖσθε ἀδικεῖσθαι· ἐπεὶ ὅτι γε
συμβόλων οὐδὲν δέονται Μακεδόνες πρὸς Ἀθηναίους,
ὁ παρεληλυθὼς ὑμῖν χρόνος τεκμήριον γενέσθω· οὔτε
γὰρ Ἀμύντας ὁ πατὴρ ὁ Φιλίππου οὔτε οἱ ἄλλοι βασιλεῖς
οὐδεπώποτε σύμβολα ἐποιήσαντο πρὸς τὴν πόλιν
12 τὴν ἡμετέραν. καίτοι πλείους γε ἦσαν αἱ ἐπιμειξίαι τότε

---

1 διαγωνιεῖσθε S F rec.: διαγωνίζεσθε F¹ διαγωνίσεσθε A | εἰ ὑπὲρ F 2 δικάσεσθε S: διαδικά$\overset{σ}{ζ}$εσθε F διαδικάσεσθε A 3 ἡμᾶς A 5 ὥσπερ] ὡς F 6 αὐτὸν ἐπαναχθῆι A 7 ὑμῖν A | αὐτὸν A 11 ἐκεῖνοι ut videtur A¹ 17 πολλάκις πανταχόσε S: πανταχῶς F A 18 ἐγκαλεῖτε αὐτῶι γρ. F A 20 $\overset{υ}{η}$μῖν F | χρόνος] ος s. v. F 21 ὁ ante Φιλίππου om. F¹ add. s. v. eadem m. | μακεδονίας βασιλεῖς F 23 καίτοι γε πλείους γε S

πρὸς ἀλλήλους ἢ νῦν εἰσίν· ἐφ' ἡμῖν γὰρ ἦν ἡ Μακεδονία
καὶ φόρους ἡμῖν ἔφερον, καὶ τοῖς ἐμπορίοις
τότε μᾶλλον ἢ νῦν ἡμεῖς τοῖς ἐκεῖ κἀκεῖνοι τοῖς παρ'
ἡμῖν ἐχρῶντο, καὶ ἐμπορικαὶ δίκαι οὐκ ἦσαν, ὥσπερ
νῦν, ἀκριβεῖς, αἱ κατὰ μῆνα, ποιοῦσαι μηδὲν δεῖσθαι
συμβόλων τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας. ἀλλ' ὅμως 13
οὐδενὸς τοιούτου ὄντος τότε, οὐκ ἐλυσιτέλει σύμβολα
ποιησαμένοις οὔτ' ἐκ Μακεδονίας πλεῖν Ἀθήναζε δίκας
ληψομένοις, οὔθ' ἡμῖν εἰς Μακεδονίαν, ἀλλ' ἡμεῖς τε
τοῖς ἐκεῖ νομίμοις ἐκεῖνοί τε τοῖς παρ' ἡμῖν τὰς δίκας
80 ἐλάμβανον. μὴ οὖν ἀγνοεῖτε | ὅτι τὰ σύμβολα ταῦτα
γίγνεται εἰς ὑποδοχὴν τοῦ μηδ' ἀμφισβητῆσαι εὐλόγως
ὑμᾶς ἔτι Ποτειδαίας.

Περὶ δὲ τῶν λῃστῶν δίκαιόν φησιν εἶναι κοινῇ φυλάττειν 14
τοὺς ἐν τῇ θαλάττῃ κακουργοῦντας ὑμᾶς τε καὶ
αὐτόν, οὐδὲν ἀλλ' ἢ τοῦτ' ἀξιῶν, ὑφ' ὑμῶν εἰς τὴν θάλατταν
καταστα θῆναι, καὶ ὁμολογῆσαι ὑμᾶς ὡς ἄνευ Φιλίππου
οὐδὲ τὴν ἐν τῇ θαλάττῃ φυλακὴν δυνατοί ἐστε
φυλάττειν, ἔτι δὲ καὶ δοθῆναι αὐτῷ ταύτην τὴν ἄδειαν, 15
περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς νήσους ἐπὶ προφάσει
τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν τοὺς νησιώτας καὶ
ἀφιστάναι ὑμῶν, καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρ'
ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν ὑμετέρων στρατηγῶν,
ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσασθαι, συμ-

ἡ

1 ὑφ' Cobet 2 ὑμῖν F | ἔφερε FA 3 ἡμεῖς τε F rec. A 6 τοσούτων A 7 ὄντος τοιούτου A 8 ποιησαμένοις Benseler: ποιησαμένους SFA 9 ληψομένους FA | τε om. F¹ 10 ἐκεῖ γε F | νόμοις A 12 μηδ'] μὴ A | εὐλόγως ὑμᾶς SF¹: ὑμᾶς εὐλόγως F corr. A 13 ἔτι περὶ S rec. F rec. A 16 αὐτὸν F: αὑτὸν SA | ἡμῶν SF 22 ἀφ' ὑμῶν F | παραυτοῦ A 23 διακεκομικέναι F 24 ἀλλὰ . . p. 92, 1 στρατηγῶν om. A, add. A¹ mg.

πέμπων τοὺς πλευσομένους μετὰ τῶν ὑμετέρων στρατηγῶν
ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς.
καίτοι οὔ φασίν τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης.
16 *ὁ δ' οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται καὶ νεωσοίκους*
οἰκοδομεῖται καὶ ἀποστόλους ἀποστέλλειν βούλεται
καὶ δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ
17 *θάλατταν κινδύνους, ὧν οὐδὲν προτιμᾷ. ταῦτ' οἴεσθ'*
ἂν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππον ἀξιῶσαι ὑμᾶς συγχωρῆσαι
αὐτῷ, εἰ μὴ ὑμῶν μὲν κατεφρόνει, οὓς δ' ἐνθάδε
προῄρηται φίλους κεκτῆσθαι, τούτοις διεπίστευεν; οἳ οὐκ
αἰσχύνονται Φιλίππῳ ζῶντες καὶ οὐ τῇ αὐτῶν πατρίδι,
καὶ τὰς παρ' ἐκείνου δωρειὰς λαμβάνοντες οἴονται οἴκαδε
λαμβάνειν, τὰ οἴκοι πωλοῦντες.
18 *Περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρή|νης, ἣν ἔδοσαν* 81
ἡμῖν οἱ πρέσβεις οἱ παρ' ἐκείνου πεμφθέντες ἐπανορθώσασθαι,
ὅτι ἐπηνωρθωσάμεθα, ὃ παρὰ πᾶσιν ἀνθρώποις
ὁμολογεῖται δίκαιον εἶναι, ἑκατέρους ἔχειν τὰ ἑαυτῶν,
ἀμφισβητεῖ μὴ δεδωκέναι μηδὲ τοὺς πρέσβεις ταῦτ'
εἰρηκέναι πρὸς ὑμᾶς, οὐδὲν ἀλλ' ἢ πεπεισμένος ὑπὸ
τούτων, οἷς χρῆται φίλοις, ὡς ὑμεῖς οὐ μνημονεύετε τὰ
19 *ἐν τῷ δήμῳ εἰρημένα. μόνον δὲ τοῦτο οὐχ οἷόν τε ὑμῖν*
ἐστιν ἀμνημονῆσαι· ἐν γὰρ τῇ αὐτῇ ἐκκλησίᾳ καὶ οἱ
πρέσβεις οἱ παρ' ἐκείνου ἥκοντες ὑμῖν διελέγοντο καὶ

---

1 *συμπλευσομένους* A | *ὑμετέρων στρατηγῶν* Y suppl.: *ἡμετέρων στρατηγῶν* S (in A prima pronominis syllaba resecta est): *στρατηγῶν τῶν* $\overset{η}{\text{ὑ}}$*μετέρων* F   2 *κοινωνήσαντας* A   7 *ταῦτα οὖν* FA   8 *ἂν* post *οἴεσθε* SA: post *ἀξιῶσαι* F   10 *διεπίστευεν*] *δ' ἐπίστευεν* Aug. 2, Cobet | *οἳ* add. s. v. A^2 11 *ἑαυτῶν* FA   14 *τῆς ἐπανορθώσεως* om. S   16 *παράπασιν* (= *παρ' ἅπασιν*) A cf. § 29   17 *τὰ ἑαυτῶν ἔχειν* F   21 sq. *ἐστιν ὑμῖν* F   23 *ὑμῖν* post *πρέσβεις* F

τὸ ψήφισμα ἐγράφη, ὥστ' οὐχ οἷόν τε, παραχρῆμα τῶν
λόγων εἰρημένων καὶ εὐθὺς τοῦ ψηφίσματος ἐπαναγιγνωσκομένου,
τὴν καταψευδομένην γνώμην τῶν πρέσβεων,
ταύτην ὑμᾶς χειροτονῆσαι. ὥστε τοῦτο μὲν οὐ
κατ' ἐμοῦ, ἀλλὰ καθ' ὑμῶν ἐπέσταλκεν, ὡς ὑμεῖς περὶ
ὧν οὐκ ἠκούσατε, περὶ τούτων ἀποκρινάμενοι τὴν γνώμην
ἀπεστείλατε. καὶ οἱ μὲν πρέσβεις αὐτοί, ὧν κατεψεύδετο 20
τὸ ψήφισμα, ὅτ' ἀπεκρίνεσθε αὐτοῖς ἀναγιγνώσκοντες
καὶ ἐπὶ ξένια αὐτοὺς ἐκαλεῖτε, οὐκ ἐτόλμησαν
παρελθεῖν οὐδ' εἰπεῖν ὅτι „καταψεύδεσθε ἡμῶν ὦ
ἄνδρες Ἀθηναῖοι καὶ φατὲ ἡμᾶς εἰρηκέναι ἃ οὐκ εἰρήκαμεν“,
ἀλλὰ σιωπῇ ἀπιόντες ᾤχοντο. βούλομαι δ' ὑμᾶς
ὦ ἄνδρες Ἀθηναῖοι (καὶ γὰρ ηὐδοκίμησεν ὁ Πύθων παρ'
ὑμῖν ἐν τῇ δημηγορίᾳ, ὁ τότε πρεσβεύων) αὐτοὺς τοὺς
λόγους οὓς ἔλεγεν ὑπομνῆσαι (οἶδα γὰρ ὅτι μέμνησθε)·
παραπλήσιοι δ' ἦσαν οἷς καὶ νῦν ἐπέσταλκε Φίλιππος· 21
ἐγκαλῶν γὰρ ἡμῖν τοῖς διαβάλλουσι τὸν Φίλιππον καὶ
ὑμῖν ἐμέμφετο, ὅτι ὡρμηκότος αὐτοῦ εὖ ποιεῖν ὑμᾶς
82 καὶ | προῃρημένου μάλιστα τῶν Ἑλλήνων φίλους κεκτῆσθαι
αὐτοὶ κωλύετε, ἀποδεχόμενοι τῶν συκοφαντούντων
καὶ χρήματα ἐκεῖνον αἰτούντων καὶ διαβαλλόντων·
τοὺς γὰρ τοιούτους λόγους, ὅταν ἀπαγγελλόντων ἀκούῃ,
ὅτι κακῶς ἤκουεν, ὑμεῖς δ' ἀπεδέχεσθε, μεταβάλλειν

1 *τέ ἐστι* (*ἐστιν* F^1) FA 2 *ἐπαναγιγνωσκομένου*] inc. antiqua manus cod. Y *ἀναγιγνωσκομένου* F 4 *ἡμᾶς* S 7 *ἀπεστάλκατε* Y 8 *ἀπεκρίνεσθε* S *γρ*. Y: *ἀπεκρίνασθε* FAY^1 9 *ἐπὶ ξένια* AY corr. (*ξένι* Y^1): *ἐπιξενίαι* S^{1}F *ἐπὶ ξενίαν* S corr. 13 sq. *παρ' ὑμῖν ὁ πύθων* AY 14 *ἡμῖν* SF^1 | *ὁ τότε*] *ὅτε* A (*τε* s. v. in ras. pr. m.) 15 *μνησθήσεσθε* FAY 17 *τὸν* add. F s. v. 20 *οὗτοι* superscr. *αὐτοὶ* F | ante *τῶν* add. *τοὺς λόγους* S rec. FAY 21 *ἐκείνων* A^1 corr. A^2 23 *κακῶι* A^1 | *ἀπ^{o}εδέχεσθε* F μεταβάλλει S^1 *μεταβαλεῖν* A^1 corr. A^2

αὐτοῦ τὴν γνώμην, ὅταν ἄπιστος φαίνηται τούτοις ὧν
22 προήρηται εὐεργέτης εἶναι. ἐκέλευεν οὖν τοὺς λέγοντας
ἐν τῷ δήμῳ τῇ μὲν εἰρήνῃ μὴ ἐπιτιμᾶν· οὐ γὰρ ἄξιον εἶναι
εἰρήνην λύειν· εἰ δέ τι μὴ καλῶς γέγραπται ἐν τῇ
εἰρήνῃ, τοῦτ' ἐπανορθώσασθαι, ὡς ἅπαντα Φίλιππον
ποιήσοντα ὅσ' ἂν ὑμεῖς ψηφίσησθε. ἂν δὲ διαβάλλωσι
μέν, αὐτοὶ δὲ μηδὲν γράφωσι δι' οὗ ἡ μὲν εἰρήνη ἔσται,
παύσεται δ' ἀπιστούμενος ὁ Φίλιππος, μὴ προσέχειν τὸν
23 νοῦν τοῖς τοιούτοις ἀνθρώποις. καὶ τούτους τοὺς λόγους
ὑμεῖς ἀκούοντες ἀπεδέχεσθε, καὶ δίκαια ἔφατε τὸν Πύθωνα
λέγειν· καὶ ἦν δίκαια. ἔλεγεν δὲ τούτους τοὺς
λόγους, οὐχ ὅπως λυθείη ἐκ τῆς εἰρήνης ἃ ἦν ἐκείνῳ συμφέροντα
καὶ ὧν πολλὰ χρήματα ἀνηλώκει ὥστε γενέσθαι,
ἀλλ' ὑπὸ τῶν ἐνθάδε διδασκάλων προδεδιδαγμένος, οἳ
οὐκ ᾤοντο εἶναι τὸν γράψοντα ἐναντία τῷ Φιλοκράτους
24 ψηφίσματι, τῷ ἀπολλύντι Ἀμφίπολιν. ἐγὼ δ' ὦ ἄνδρες
Ἀθηναῖοι παράνομον μὲν οὐδὲν ἐτόλμησα γράψαι, τῷ
δὲ Φιλοκράτους ψηφίσματι οὐκ ἦν παράνομον τἀναντία
γράφειν, ὡς ἐγὼ ἐπιδείξω· τὸ γὰρ ψήφισμα τὸ Φιλοκράτους,
καθ' ὃ ὑμεῖς ἀπώλλυτε Ἀμφίπολιν, ἐναντίον
ἦν τοῖς προτέροις ψηφίσμασι, καθ' ἃ ὑμεῖς ἐκτήσασθε
25 ταύτην τὴν χώ|ραν. τοῦτο μὲν οὖν παράνομον ἦν τὸ 88
ψήφισμα, τὸ τοῦ Φιλοκράτους, καὶ οὐχ οἷόν τ' ἦν τὸν τὰ ἔν-

1 αὐτοῦ S 2 προσ$\overset{\eta\iota}{\epsilon\iota}$ρηται F | ἐκέλευσεν Y 5 ἐπανορθώσασθε S^1 6 ὅσ' superscr. α F | ἐὰν δὲ FAY 8 ὁ om. FAY 10 καὶ] αι compendio scriptum in ras. S 11 δὲ om. Y^1 (add. pr. m. mg. et corr. ex ν rec.) | τοὺς λόγους τούτους F 15 γρά$\overset{\varphi}{\psi}$οντα F γράφοντα AY 17 Ἀθηναῖοι] δικασταὶ S 18 sq. οὐκ ἦν .. γράφειν SA^1: ὃ ἦν .. ἔγραψα FA^{2}Y 19 τὸ τοῦ φιλοκρ. F^{2}Y^1 20 ἀπώλλυτε S^{1}AY corr.: ἀπόλλυτε S corr. FY^1 (sed post υ litt. erasa vid.) 21 ἦν add. s. v. A^2

νομα γράφοντα ταὐτὰ τῷ παρανόμῳ ψηφίσματι γράφειν.
ἐκείνοις δὲ τοῖς προτέροις ψηφίσμασι, τοῖς οὖσιν ἐννόμοις
καὶ σῴζουσι τὴν ὑμετέραν χώραν, ταὐτὰ γράφων ἔννομά
τ' ἔγραψα καὶ ἐξήλεγχον τὸν Φίλιππον, ὅτι ἐξηπάτα
ὑμᾶς καὶ οὐκ ἐπανορθώσασθαι ἐβούλετο τὴν εἰρήνην,
ἀλλὰ τοὺς ὑπὲρ ὑμῶν λέγοντας ἀπίστους καταστῆσαι.
καὶ ὅτι μὲν δοὺς τὴν ἐπανόρθωσιν νῦν ἔξαρνός ἐστιν, 26
ἅπαντες ἴστε. φησὶν δ' Ἀμφίπολιν ἑαυτοῦ εἶναι· ὑμᾶς
γὰρ ψηφίσασθαι ἐκείνου εἶναι, ὅτ' ἐψηφίσασθε ἔχειν αὐτὸν
ἃ εἶχεν. ὑμεῖς δὲ τὸ μὲν ψήφισμα τοῦτ' ἐψηφίσασθε,
οὐ μέντοι γ' ἐκείνου εἶναι Ἀμφίπολιν. ἔστιν γὰρ ἔχειν
καὶ τὰ ἀλλότρια, καὶ οὐχ ἅπαντες οἱ ἔχοντες τὰ αὑτῶν
ἔχουσιν, ἀλλὰ πολλοὶ καὶ ἀλλότρια κέκτηνται· ὥστε
τοῦτό γε τὸ σοφὸν αὐτοῦ ἠλίθιόν ἐστιν. καὶ τοῦ μὲν 27
Φιλοκράτους ψηφίσματος μέμνηται, τῆς δ' ἐπιστολῆς,
ἣν πρὸς ὑμᾶς ἔπεμψεν ὅτ' Ἀμφίπολιν ἐπολιόρκει, ἐπι-
λέλησται, ἐν ᾗ ὡμολόγει τὴν Ἀμφίπολιν ὑμετέραν εἶναι·
ἔφη γὰρ ἐκπολιορκήσας ὑμῖν ἀποδώσειν, ὡς οὖσαν ὑμε-
τέραν καὶ οὐ τῶν ἐχόντων. καὶ ἐκεῖνοι μέν, ὡς ἔοικεν, οἱ 28
πρότερον ἐν Ἀμφιπόλει οἰκοῦντες πρὶν Φίλιππον λαβεῖν,
τὴν Ἀθηναίων χώραν εἶχον, ἐπειδὴ δὲ Φίλιππος αὐτὴν
εἴληφεν, οὐ τὴν Ἀθηναίων χώραν ἀλλὰ τὴν ἑαυτοῦ ἔχει·
οὐδ' Ὄλυνθόν γε οὐδ' Ἀπολλωνίαν οὐδὲ Παλλήνην,

---

1 αὐτὰ A^1 2 $\overset{\text{οις}}{\text{πρότερον}}$ F 3 ἡμετέραν A 4 ἔγραψα SAY: $\overset{\text{ψα}}{\text{ἔγραφον}}$ F | ἐξήλεγχον S: $\overset{\text{ξα}}{\text{ἐξήλεγχον}}$ F ἐξήλεγξα AY 5 ἡμᾶς S^1 6 ἡμῶν AY 9 ὅτε] τε Y^1 corr ead. m. | ἐψηφίσασθε SA: ἐψηφι$\overset{\text{σα}}{\text{ζε}}$σθε F ἐψηφίζεσθε Y 12 ἑαυτῶν FY corr. (αυτῶν Y^1) 13 τἀλλότρια FAY 14 αὑτοῦ FY: αὑτῶν S αὑτῶι A 15 ψηφίσματος om. Y^1 add. ead. m. | μέμνημαι A cum puncto, mg. ται 16 ἡμᾶς SAY

29 *οὐκ ἀλλοτρίας ἀλλὰ τὰς ἑαυτοῦ χώρας κέκτηται. ἆρ' ὑμῖν
δοκεῖ πεφυλαγμένως ἅπαντα πρὸς ὑμᾶς ἐπιστέλλειν, ὅπως
ἂν φαίνηται καὶ λέγων καὶ πράττων | ἃ παρὰ πᾶσιν ἀνθρώποις 84
ὁμολογεῖται δίκαια εἶναι, ἀλλ' οὐ σφόδρα καταπεφρονηκέναι,
ὃς τὴν χώραν, ἣν οἱ Ἕλληνες καὶ βασιλεὺς
ὁ Περσῶν ἐψηφίσαντο καὶ ὡμολογήκασιν ὑμετέραν εἶναι,
ταύτην φησὶν ἑαυτοῦ καὶ οὐχ ὑμετέραν εἶναι;*

30 *Περὶ δὲ τοῦ ἑτέρου ἐπανορθώματος, ὃ ὑμεῖς ἐν τῇ
εἰρήνῃ ἐπανορθοῦσθε, τοὺς ἄλλους Ἕλληνας, ὅσοι μὴ
κοινωνοῦσι τῆς εἰρήνης, ἐλευθέρους καὶ αὐτονόμους
εἶναι, καὶ ἐάν τις ἐπ' αὐτοὺς στρατεύῃ, βοηθεῖν τοὺς
κοινωνοῦντας τῆς εἰρήνης, ἡγούμενοι καὶ δίκαιον τοῦτο*
31 *καὶ φιλάνθρωπον, μὴ μόνον ἡμᾶς καὶ τοὺς συμμάχους
τοὺς ἡμετέρους καὶ Φίλιππον καὶ τοὺς συμμάχους τοὺς
ἐκείνου ἄγειν τὴν εἰρήνην, τοὺς δὲ μήτε ἡμετέρους ὄντας
μήτε Φιλίππου συμμάχους ἐν μέσῳ κεῖσθαι καὶ ὑπὸ τῶν
κρειττόνων ἀπόλλυσθαι, ἀλλὰ καὶ τούτοις διὰ τὴν ὑμετέραν
εἰρήνην ὑπάρχειν σωτηρίαν, καὶ τῷ ὄντι εἰρήνην*
32 *ἄγειν ἡμᾶς καταθεμένους τὰ ὅπλα, τοῦτο δὲ τὸ ἐπανόρθωμα
ὁμολογῶν ἐν τῇ ἐπιστολῇ, ὡς ἀκούετε, δίκαιόν
τ' εἶναι καὶ δέχεσθαι, Φεραίων μὲν ἀφῄρηται τὴν πόλιν
καὶ φρουρὰν ἐν τῇ ἀκροπόλει κατέστησεν, ἵνα δὴ αὐτόνομοι
ὦσιν, ἐπὶ δ' Ἀμβρακίαν στρατεύεται, τὰς δ' ἐν
Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ*

---

1 *οὐκ* del. Franke, defendit Blass coll. IX 31. XXIII 191. XXVII 65
3 *παράπασιν* A cf. § 18 5 *ὁ βασιλεὺς* Y^1 9 *ἐπηνωρθώσασθε*
FAY 12 *δίκαιον εἶναι* FAY 13 *καὶ τοὺς συμμ.* . . 14 *Φίλιππον*
om. A^1 in mg. add. A^2 | *ξυμμάχους* (etiam v. 16) F 14 *ὑμετέρους*
FA 15 *μήτε*] *μήθ'* (*μεθ'* A^1) A 19 *ἡμᾶς ἄγειν* FAY | *δὲ*
om. AY 20 *ὁμολογῶ* A^1 22 *δὴ*] *η* in ras. A^2 23 *ἀμπρακίαν* A^1
24 *κασσωπείαι* AY corr. | *Βούχετα* Dindorf sec. Harpocration.:
βουχεταν SFAY

Ἐλάτειαν, Ἠλείων ἀποικίας, κατακαύσας τὴν χώραν καὶ εἰς τὰς πόλεις βιασάμενος παρέδωκεν Ἀλεξάνδρῳ τῷ κηδεστῇ τῷ ἑαυτοῦ δουλεύειν. σφόδρα γε βούλεται τοὺς Ἕλληνας ἐλευθέρους εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα.

Περὶ δὲ τῶν ὑποσχέσεων ὧν ὑμῖν διατελεῖ ὑπισχνούμενος 33
85 *ὡς μεγάλα ὑμᾶς εὐεργετήσων, καταψεύδεσθαί | μέ
φησιν αὐτοῦ διαβάλλοντα πρὸς τοὺς Ἕλληνας· οὐδὲν
γὰρ ὑμῖν πώποτέ φησιν ὑπεσχῆσθαι. οὕτως ἀναιδής
ἐστιν ὁ ἐν ἐπιστολῇ γεγραφώς, ἥ ἐστι νῦν ἐν τῷ βουλευτηρίῳ,
ὅσ' ἐπιστομιεῖν ἡμᾶς, ἔφη, τοὺς αὐτῷ ἀντιλέγοντας,
ἐὰν ἡ εἰρήνη γένηται, τοσαῦτα ὑμᾶς ἀγαθὰ ποιήσειν· ἃ
γράφειν ἂν ἤδη, εἰ ᾔδει τὴν εἰρήνην ἐσομένην, δῆλον
ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν,
ἃ ἐμέλλομεν πείσεσθαι τῆς εἰρήνης γενομένης. γενομένης* 34
*δὲ τῆς εἰρήνης, ἃ μὲν ἡμεῖς ἐμέλλομεν ἀγαθὰ πείσεσθαι,
ἐκποδών ἐστιν, φθορὰ δὲ τῶν Ἑλλήνων τοσαύτη γέγονεν
ὅσην ὑμεῖς ἴστε. ὑμῖν δ' ἐν τῇ νῦν ἐπιστολῇ ὑπισχνεῖται,
ἐὰν τοῖς μὲν αὐτοῦ φίλοις καὶ ὑπὲρ αὐτοῦ λέγουσιν
πιστεύητε, ἡμᾶς δὲ τοὺς διαβάλλοντας αὐτὸν πρὸς ὑμᾶς
τιμωρήσησθε, ὡς μεγάλα εὐεργετήσει. τὰ μέντοι εὐεργετήματα* 35
*τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν ἀποδώσει
(αὐτοῦ γάρ φησιν εἶναι), οὔτ' ἐν τῇ οἰκουμένῃ αἱ δωρειαὶ*

---

1 *Ἐλάτειαν*] *βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ „Ἐλάτρεια"* Harpocrat. 3 *τῶι ἑαυτοῦ κηδεστῆι* AY 7 *μέν* S^1 9 *ἡμῖν* FAY 10 *ἐν τῆι ἐπ.* A 11 *ὅσ'* Tournier: *ὅτ'* SFAY | *ἐπιστομεῖν* S^1 | *ἑαυτῶι* SF *αὐτοὺς?* Y^1 12 *ἡ* om. FY | *ἀγαθὰ ἡμᾶς* F 13 *ἐσομένην*] *ἐπομένην* A cf. § 35 15 *ἐσομένης* loco prioris *γενομένης* FY 16 *μέλλομεν* S 18 *νυνὶ* S cf. § 41 19 *ἑαυτοῦ* S 20 *πιστεύηται* A^1 corr. A^2 21 *τιμωρήσησθε* F^{2}Y: *τιμωρήσεσθε* SF^1 *τιμωρήσασθε* A | *μεγάλα ὑμᾶς* AY | *εὐεργετήσειν* FAY 22 *ἀποδώσειν* Y^1 23 *ἑαυτοῦ* F

ἔσονται, ἵνα μὴ διαβληθῇ πρὸς τοὺς Ἕλληνας, ἀλλ' ἄλλη τις χώρα καὶ ἄλλος, ὡς ἔοικε, τόπος φανήσεται, οὗ ὑμῖν αἱ δωρειαὶ δοθήσονται.

36 *Περὶ δ' ὧν ἐν τῇ εἰρήνῃ εἴληφε χωρίων, ὑμῶν ἐχόντων,*
παρασπονδῶν καὶ λύων τὴν εἰρήνην, ἐπειδὴ οὐκ ἔχει ὅ
τι εἴπῃ, ἀλλ' ἀδικῶν φανερῶς ἐξελέγχεται, ἐπιτρέπειν
φησὶν περὶ τούτων ἕτοιμος εἶναι ἴσῳ καὶ κοινῷ δικαστηρίῳ·
περὶ ὧν μόνων οὐδὲν δεῖ ἐπιτροπῆς, ἀλλ' ἀριθμὸς
ἡμερῶν ἐστιν ὁ κρίνων. ἅπαντες γὰρ ἴσμεν τίνι
37 *μηνὶ καὶ τίνι ἡμέρᾳ ἡ εἰρήνη ἐγένετο. ὥσπερ δὲ ταῦτα*
ἴσμεν, κἀκεῖνα ἴσμεν, τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ Σέρρειον
τεῖχος καὶ Ἐργίσκη καὶ Ἱερὸν ὄρος ἑάλω. οὐ δὴ ἀφα|νῆ 86
ἐστιν τὰ οὕτω πραχθέντα, οὐδὲ κρίσεως δεόμενα, ἀλλὰ
πᾶσι γνώριμα, πότερος πρότερος ὁ μήν ἐστιν, ἐν ᾧ ἡ
εἰρήνη ἐγένετο ἢ ἐν ᾧ τὰ χωρία ἑάλω.

38 *Φησὶν δὲ καὶ τοὺς αἰχμαλώτους ἡμῶν, ὅσοι ἐν τῷ πολέμῳ ἑάλωσαν, ἀποδεδωκέναι· ὃς τὸν μὲν Καρύστιον, τὸν πρόξενον τῆς ἡμετέρας πόλεως, ὑπὲρ οὗ ὑμεῖς τρεῖς πρέσβεις ἐπέμψατε ἀπαιτοῦντες, τοῦτον τὸν ἄνδρα ἐκεῖνος οὕτω σφόδρα ὑμῖν ἐβούλετο χαρίσασθαι, ὥστ' ἀπέκτεινε καὶ οὐδ' ἀναίρεσιν ἔδωκεν, ἵνα ταφῇ.*

39 *Περὶ δὲ Χερρονήσου, ἅ τ' ἐπιστέλλει πρὸς ὑμᾶς ἄξιόν ἐστιν ἐξετάσαι, ἔτι δὲ καὶ ἃ πράττει, καὶ ταῦτ' εἰδέναι. τὸν μὲν γὰρ τόπον ἅπαντα τὸν ἔξω Ἀγορᾶς ὡς ἑαυτοῦ*

---

1 *ἔσονται*] *ἕπονται* A   2 *ἄλλος τις* FA^{2}Y | *οὗ*] *οὐχ* S^1 corr. ead. m.   6 *εἴπει* A   8 *μόνον* S   10 *τίνι*] *ποίαι γρ.* FAY   10 sq. *ἴσμεν ταῦτα* Y   11 *καὶ τίνι* SFY corr.: *καὶ ποίαι γρ.* FAY^1 | *σέρρειον* F (superscr. *ι* et *ϊ* in mg.): *σέρριον* SAY   12 *δὴ*] *η* corr. ex *ι* S^2 (non A)   13 *τὰ*] *ταῦτα* FY *ταῦθ'* A   14 *πότερον* S corr. ex *πότερος* | *ὁ* om. FAY cf. XVI 9   18 *τρεῖς* om. A^1 add. pr. m   19 *πρεσβείας* FY | *τοῦτον ἀπαιτοῦντες* F   20 *οὕτως* FY 21 *ἀν αἵρεσιν* AY^1 | *δέδωκεν* Y   22 *ἡμᾶς* F

ὄντα καὶ ὑμῖν οὐδὲν προσήκοντα δέδωκεν καρποῦσθαι
Ἀπολλωνίδῃ τῷ Καρδιανῷ. καίτοι Χερρονήσου οἱ ὅροι
εἰσίν, οὐκ Ἀγορά, ἀλλὰ βωμὸς τοῦ Διὸς τοῦ ὁρίου, ὅς
ἐστι μεταξὺ Πτελεοῦ καὶ Λευκῆς ἀκτῆς, ᾗ ἡ διορυχὴ 40
ἔμελλε Χερρονήσου ἔσεσθαι, ὥς γε τὸ ἐπίγραμμα τὸ ἐπὶ
τοῦ βωμοῦ τοῦ Διὸς τοῦ ὁρίου δηλοῖ. ἔστι δὲ τουτί·

Τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν
  Λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι
ἐνναέται, χώρης σημήϊον· ἀμμορίης δὲ
  αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης.

ταύτην μέντοι τὴν χώραν, τοσαύτην οὖσαν ὅσην οἱ πολ- 41
λοὶ ὑμῶν ἴσασιν, ὡς ἑαυτοῦ οὖσαν τὴν μὲν αὐτὸς καρ-
ποῦται, τὴν δ' ἄλλοις δωρειὰν δέδωκεν, καὶ ἅπαντα τὰ
κτήματα τὰ ὑμέτερα ὑφ' αὑτῷ ποιεῖται. καὶ οὐ μόνον
87 τὴν ἔξω Ἀγορᾶς χώραν σφετερίζεται, | ἀλλὰ καὶ πρὸς
Καρδιανούς, οἳ οἰκοῦσιν εἴσω Ἀγορᾶς, ἐπιστέλλει ἐν τῇ
νῦν ἐπιστολῇ ὡς δεῖ ὑμᾶς διαδικάζεσθαι, πρὸς Καρδια-
νοὺς τοὺς κατοικοῦντας ἐν τῇ ὑμετέρᾳ, εἴ τι πρὸς αὐτοὺς
διαφέρεσθε. διαφέρονται δὲ πρὸς ὑμᾶς, σκέψασθε εἰ 42
περὶ μικροῦ. ἑαυτῶν φασι τὴν χώραν οὖσαν οἰκεῖν καὶ
οὐχ ὑμετέραν, καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα ὡς

---

3 ἀλλ' ὁ F γρ. Y | ὁρίου S (v. 6 ορίου): ὀρείου FY^1 ὁρείου AY^2 4 ἧι S: οὗ FAY | διωρυχὴ FY 5 γε om. FAY 6 τοῦ βωμοῦ om. S titulum ΕΙΠΓΡΑΜΜΑΤΟΣ ΑΝΑΓΝΩΣΙΣ add. SFAY 7 epigramma om. S add. corr. in mg. superiore 8 μέ$\overset{σ}{σ}$ον FS 11 τοσαύτην οὖσαν om. S | ὅσην .. 12 οὖσαν om. A, add. A^2 mg. 14 ἑαυτῶι FA 16 εἴσω AY rec. mg. (ἔν τινι εἴσω): ἔξω S (σ superscr.) FY^1 17 νυνὶ F | πρὸς Καρδιανοὺς del. Index Lambini, πρὸς Καρδιανοὺς .. ὑμετέρᾳ del. Cobet Καρδιανοὺς secl. Blass 18 οἰκοῦντας F | ἡμετέραι A 19 διεφέρεσθε S 20 μικρῶν A 21 ὑμετέραν εἶναι F | ἐγκλήματα S^1 | φασιν ante ὡς add. FY corr. (φασὶν in ras. et in mg., λέγων? Y^1) λέγων A

ἐν ἀλλοτρίᾳ, τὰ δὲ ἑαυτῶν κτήμαθ' ὡς ἐν οἰκείᾳ, καὶ
ταῦθ' ὑμέτερον πολίτην γράψαι ἐν ψηφίσματι, Κάλλιππον
43 Παιανιέα. καὶ τοῦτό γ' ἀληθὲς λέγουσιν· ἔγραψε γάρ,
καὶ ἐμοῦ γ' αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς
ἀπεψηφίσασθε· τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν
χώραν κατεσκεύακεν. ὁπότε δὲ περὶ τούτου τολμήσετε
πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθ' ὑμετέρα ἐστὶν εἴτ'
ἐκείνων ἡ χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρο-
44 νησίτας τὸ αὐτὸ δίκαιον ἔσται; καὶ οὕτως ὑβριστικῶς
ὑμῖν κέχρηται, ὥστε φησίν, ἂν μὴ θέλωσιν διαδικάζεσθαι
οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γ' οὐκ ἂν
δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι·
ἐπειδὴ δ' ὑμεῖς οὐ δύνασθε, αὐτός φησιν τοῦτ' ἀναγκά-
45 σειν αὐτοὺς ποιῆσαι. ἆρ' οὐ μεγάλα φαίνεται ὑμᾶς
εὐεργετῶν; καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν
γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφ' ὑμῶν ἢ Φίλιππος
μισοῖντο. ἐκεῖνος μέν γε ἑαυτῷ κτώμενος δόξαν καὶ
μεγάλ' ἀγαθὰ ἅπαντα καθ' ὑμῶν πράττει· ὅσοι δ' Ἀθη-
ναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδεί-
κνυνται, προσήκει αὐτοὺς ὑφ' ὑμῶν κακοὺς κακῶς
ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κρο- 88

---

1 αὐτῶν FY¹ | κτήματα] ἐγκλήματα Y¹ | ἐν] ἐπ' S (cf. ἐπὶ τῆς οἰκείας Lucian. Dem. enc. 26) 2 κάλλιπον A 3 ἀληθὲς AY: ἀληθῆ S ἀληθῶς F 4 post γραψαμένου 3 litt. erasae Y 5 ὑμῖν S: $\overset{η}{ὑ}μ\overset{ι}{ῶ}ν$ F ὑμῶν AY 7 διαδικάζεσθε F 9 ἔστ$\overset{αι}{ιν}$ F 10 ἐὰν FAY 11 ἀναγκά$\overset{σ}{ζ}$ειν F 12 οὐδὲν S: οὐδὲ FAY | ὑμῖν ποιῆσαι S: ὑμῖν ποιῆσαι τὰ δίκαια AY τὰ δίκαια πρὸς ὑμᾶς ποιεῖσθαι F 13 ἀναγκάσει A 14 ὑμᾶς φαίνεται F 17 μισοῖμτο A | μέν γε S: μὲν γὰρ FAY | δόξαν] καὶ δόξαν Y (καὶ punctis deletum) 18 πάντα AY 19 ἀλλὰ s. v. Y 21 cf. Plut. mor. 425 B

τάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.

46 *Ὑπόλοιπόν μοί ἐστιν ἔτι πρὸς ταύτην τὴν ἐπιστολὴν τὴν εὖ ἔχουσαν καὶ τοὺς λόγους τῶν πρέσβεων γράψαι τὴν ἀπόκρισιν, ἣν ἡγοῦμαι δικαίαν τ' εἶναι καὶ συμφέρουσαν ὑμῖν.*

---

1 *καὶ* S F Hermog. III 233 W. (256, 1 R.): *ἀλλὰ γρ.* F A Y | *καταπεπατημένον*] *κατα* in ras. S¹ 5 *τ'* om. F 6 *ἡμῖν* S

Subscriptum est in S

Η̄ Η̄ Η̄ Δ̄ Δ̄ Δ̄ Δ̄ Π̄

ΤΌΜΟΣ Ā

ΦΙΛΙΠΠΙΚΟῚ ΛΌΓΟΙ Ϛ̄: (or. I—IV. VIII. VII)

X̄ X̄ Η̄ Η̄ $\overline{\Gamma\Delta}$ Δ̄ Δ̄ Π (scribendum X̄ X̄ Η̄ Η̄ $\boxed{\Delta}$ Δ̄ Δ̄ Π̄, quem numerum in S legi falso Cobet dicit, ultimam litteram Π in Δ mutari post Voemelium iubet Dindorf)

in F Y

ΠΕΡῚ ΑΛΟΝΝΉϹΟΥ

Η̄ Η̄ Η̄ Δ̄ Δ̄ Δ̄

A numerum om.

6 XI 14

VIII

ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩΙ

ΥΠΟΘΕΣΙΣ

Ὁ λόγος οὗτος ὑπὲρ Διοπείθους εἴρηται καὶ ὧν ἐκεῖνος παρ᾽
Ἀθηναίοις κατηγόρητο. ἦν μὲν γὰρ Χερρόνησος ἡ πρὸς Θρᾴκην
τῶν Ἀθηναίων κτῆμ᾽ ἀρχαῖον, εἰς δὲ ταύτην ἀπέστειλαν κατὰ
τοὺς Φιλίππου καιροὺς κληρούχους ἑαυτῶν. ἔθος δ᾽ ἦν τοῦτο
παλαιὸν τοῖς Ἀθηναίοις, ὅσοι πένητες ἦσαν αὐτῶν καὶ ἀκτήμονες
οἶκοι, τούτους πέμπειν ἐποίκους εἰς τὰς ἔξω πόλεις τὰς
ἑαυτῶν· καὶ ἐλάμβανον πεμπόμενοι ὅπλα τ᾽ ἐκ τοῦ δημοσίου
καὶ ἐφόδιον. καὶ νῦν τοίνυν τοῦτο γέγονεν καὶ πεπόμφασιν
ἐποίκους εἰς τὴν Χερρόνησον, στρατηγὸν αὐτοῖς δόντες Διοπείθη.
2 οἱ μὲν οὖν ἄλλοι Χερρονησῖται τοὺς ἐπελθόντας ἐδέξαντο
καὶ μετέδωκαν αὐτοῖς καὶ οἰκιῶν καὶ γῆς, Καρδιανοὶ
δ᾽ οὐκ ἐδέξαντο, λέγοντες ἰδίαν χώραν οἰκεῖν καὶ οὐκ Ἀθηναίων.
ἐντεῦθεν οὖν Διοπείθης ἐπολέμει Καρδιανοῖς. οἱ δὲ
παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς Ἀθηναίοις
μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὐτῷ προσήκοντας, ἀλλὰ δικάσασθαι
πρὸς αὐτούς, εἴ | τί φασιν ἠδικῆσθαι. ὡς δ᾽ οὐκ ἤκουον 89

Cf. Gregorius Corinth. VII 1194 W.

2 κατηγόρητο F γρ. Y: κατηγορεῖται Y text. 6 ἔξω F γρ. Y: om. Y text. 9 διοπείθην Greg. 11 καὶ . . 12 ἐδέξαντο om. F^1 add. F^2 mg. 13 ἐπολέμει F γρ. Y: ἐπολέμησε Y text. Greg. 14 καὶ ὃς F γρ. Y: ὃς καὶ Y text. 15 καρδιανοῖς F | διαδικάσασθαι Voemel 16 τι F: γε Y | ἀδικεῖσθαι Y Greg.

τούτων οἱ Ἀθηναῖοι, βοήθειαν τοῖς Καρδιανοῖς ἔπεμψεν. ἐφ' 3
οἷς ἀγανακτήσας ὁ Διοπείθης, τοῦ Φιλίππου περὶ τὴν μεσόγειαν,
τὴν ἄνω Θρᾴκην, πολεμοῦντος πρὸς τὸν Ὀδρυσῶν βασιλέα,
τὴν παράλιον Θρᾴκην ὑπήκοον οὖσαν τοῦ Μακεδόνος
κατέδραμεν καὶ ἐπόρθησεν καὶ ἔφθη, πρὶν Φίλιππον ἐπανελθεῖν,
ἀναχωρήσας εἰς τὴν Χερρόνησον καὶ ἐν ἀσφαλεῖ γενόμενος.
διόπερ ὁ Φίλιππος οὐ δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι
πέπομφεν ἐπιστολὴν πρὸς τοὺς Ἀθηναίους, κατηγορῶν
τοῦ στρατηγοῦ καὶ λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην
ἄντικρυς. καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ
Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν. πρὸς οὓς ὁ Δημο- 4
σθένης ἐναντιούμενος διχῇ ὑπὲρ τοῦ Διοπείθους ἵσταται. οὔτε
γὰρ ἄδικά φησιν αὐτὸν πεποιηκέναι (Φιλίππου γὰρ πολὺ πρότερον
παραβάντος τὴν εἰρήνην καὶ ἀδικοῦντος τὴν τῶν Ἀθηναίων
πόλιν, εἰκότως καὶ τοῦτον ἔργα πολέμου διαπράττεσθαι)
οὔτε συμφέρειν λέγει τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν
καὶ διαλῦσαι τὴν ὑπ' ἐκείνῳ δύναμιν, ἥτις νῦν ἀποκρούεται
Χερρονήσου Φίλιππον. τὸ δ' ὅλον ἐπὶ πόλεμον παρακαλεῖ, καὶ
τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν ὡς ἀδίκου καὶ παρασπόνδου
καὶ τοῖς Ἀθηναίοις καὶ τοῖς Ἕλλησιν ἐπιβουλεύοντος.

90 Ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι λόγον μηδένα μήτε πρὸς χάριν, ἀλλ' ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτ' ἀποφαίνεσθαι, ἄλλως τε καὶ περὶ κοινῶν πραγμάτων καὶ μεγάλων ὑμῶν βουλευομένων· ἐπειδὴ δ' ἔνιοι τὰ μὲν φιλονικίᾳ, τὰ δ' ἡτινιδήποτ' αἰτίᾳ προάγονται λέγειν, ὑμᾶς ὦ ἄν-

2 ὁ om. Y 3 πολεμοῦντες . . 4 Θρᾴκην om. F^1 add. F^2 mg. 5 ἐπόρθησεν καὶ ἔφθη γρ. F Y: ἐπόρθησεν αἰφνίδιον F^1 (αἰφνίδιον etiam Greg.) 6 ἀσφαλείαι F 12 τοῦ om. F Greg. 13 αὐτὸν φησὶ Y | προτέρου Y 15 πολεμίου Y cf. Dem. IX 8 17 ἐκείνῳ O: ἐκείνο FY ἐκεῖνον Greg. 21 ἅπαντας ἐν ὑμῖν FAY 23 ταῦτ' F 25 ἐπειδὴ FAY: ἐκεῖ S

δρες Ἀθηναῖοι τοὺς πολλοὺς δεῖ πάντα τἄλλ' ἀφελόντας,
ἃ τῇ πόλει νομίζετε συμφέρειν, ταῦτα καὶ ψηφίζεσθαι
καὶ πράττειν. ἡ μὲν οὖν σπουδὴ περὶ τῶν ἐν Χερρονήσῳ
2 πραγμάτων ἐστὶν καὶ τῆς στρατείας, ἣν ἑνδέκατον μῆνα
τουτονὶ Φίλιππος ἐν Θρᾴκῃ ποιεῖται· τῶν δὲ λόγων οἱ
πλεῖστοι περὶ ὧν Διοπείθης πράττει καὶ μέλλει ποιεῖν
εἴρηνται. ἐγὼ δ' ὅσα μέν τις αἰτιᾶταί τινα τούτων, οὓς
κατὰ τοὺς νόμους ἐφ' ὑμῖν ἐστιν, ὅταν βούλησθε, κολάζειν,
κἂν ἤδη δοκῇ κἂν ἐπισχοῦσι περὶ αὐτῶν σκοπεῖν
ἐγχωρεῖν ἡγοῦμαι, καὶ οὐ πάνυ δεῖ περὶ τούτων οὔτ' ἔμ'
3 οὔτ' ἄλλον οὐδέν' ἰσχυρίζεσθαι· ὅσα δ' ἐχθρὸς ὑπάρχων
τῇ πόλει καὶ δυνάμει πολλῇ περὶ Ἑλλήσποντον ὢν πειρᾶται
προλαβεῖν, κἂν ἅπαξ ὑστερήσωμεν, οὐκέθ' ἕξομεν
σῶσαι, περὶ τούτων δ' οἴομαι τὴν ταχίστην συμφέρειν
καὶ βεβου|λεῦσθαι καὶ παρεσκευάσθαι, καὶ μὴ τοῖς περὶ 91
τῶν ἄλλων θορύβοις καὶ ταῖς κατηγορίαις ἀπὸ τούτων
ἀποδρᾶναι.

4 Πολλὰ δὲ θαυμάζων τῶν εἰωθότων λέγεσθαι παρ'
ὑμῖν, οὐδενὸς ἧττον ὦ ἄνδρες Ἀθηναῖοι τεθαύμακα, ὃ καὶ
πρῴην τινὸς ἤκουσ' εἰπόντος ἐν τῇ βουλῇ, ὡς ἄρα δεῖ
τὸν συμβουλεύοντ' ἢ πολεμεῖν ἁπλῶς ἢ τὴν εἰρήνην
5 ἄγειν συμβουλεύειν. ἔστι δέ· εἰ μὲν ἡσυχίαν Φίλιππος

---

1 ἀφελόντας S (cf. XXIII 20): ἀφέντας F A Y 4 στρατείας S corr. F: στρατιᾶς S¹ (tum στρατείας, ex quo ras. factum est
η
στρατίας) AY 7 τινα om. Y¹ 9 δοκεῖν F δοκεῖ A | κἂν μικρὸν ἐπ. FAY | ἐπισχοῦσι AY corr.: ἐπίσχωσι SFY¹ 10 ἐκχωρεῖν S rec. 11 ἰσχυρίζεσθαι SF corr. Y: διισχυρίζεσθαι F¹A γρ. Y 12 πόλει φίλιππος FAY 13 ὑστερήσομεν A ὑστερίσωμεν Y corr. cf. IV 38 14 οἶμαι FAY 15 παρασκευάσθαι S¹ cf. IV 19 20 post ἤκουσα ras. 3 litt. F | εἰπόντος om. A¹ add. A² mg. 21 sq. ἄγειν τὴν εἰρήνην F | post ἔστι δὲ inserunt ⟨τἀληθὲς οὕτως⟩ Reiske ⟨τόδε⟩ Voemel ⟨τί⟩ Linder; ἔστω δή Dobree

ἄγει καὶ μήτε τῶν ἡμετέρων ἔχει παρὰ τὴν εἰρήνην μηδὲν
μήτε συσκευάζεται πάντας ἀνθρώπους ἐφ' ἡμᾶς, οὐκέτι
δεῖ λέγειν, ἀλλ' ἁπλῶς εἰρήνην ἀκτέον, καὶ τά γ'
ἀφ' ὑμῶν ἕτοιμ' ὑπάρχονθ' ὁρῶ· εἰ δ' ἃ μὲν ὠμόσαμεν
καὶ ἐφ' οἷς τὴν εἰρήνην ἐποιησάμεθα, ἔστιν ἰδεῖν καὶ γεγραμμένα
κεῖται, φαίνεται δ' ἀπ' ἀρχῆς ὁ Φίλιππος, πρὶν 6
Διοπείθην ἐκπλεῦσαι καὶ τοὺς κληρούχους, οὓς νῦν αἰτιῶνται
πεποιηκέναι τὸν πόλεμον, πολλὰ μὲν τῶν ἡμετέρων
ἀδίκως εἰληφώς, ὑπὲρ ὧν ψηφίσμαθ' ὑμέτερ' ἐγκαλοῦντα
κύρια ταυτί, πάντα δὲ τὸν χρόνον συνεχῶς τὰ
τῶν ἄλλων Ἑλλήνων καὶ βαρβάρων λαμβάνων καὶ ἐφ'
ἡμᾶς συσκευαζόμενος, τί τοῦτο λέγουσιν, ὡς πολεμεῖν ἢ
ἄγειν εἰρήνην δεῖ; οὐ γὰρ αἵρεσίς ἐστιν ἡμῖν τοῦ πράγματος, 7
ἀλλ' ὑπολείπεται τὸ δικαιότατον [καὶ ἀναγκαιότατον]
τῶν ἔργων, ὃ ὑπερβαίνουσιν ἑκόντες οὗτοι. τί
οὖν ἐστι τοῦτο; ἀμύνεσθαι τὸν πρότερον πολεμοῦνθ'
ἡμῖν. πλὴν εἰ τοῦτο λέγουσι νὴ Δί', ὡς, ἂν ἀπέχηται τῆς
Ἀττικῆς καὶ τοῦ Πειραιῶς Φίλιππος, οὔτ' ἀδικεῖ τὴν πόλιν
οὔτε ποιεῖ πόλεμον. εἰ δ' ἐκ τούτων τὰ δίκαια τίθενται 8
92 καὶ τὴν εἰρήνην ταύτην ὁρίζονται, | ὅτι μὲν δήπουθεν
οὔθ' ὅσι' οὔτ' ἀνεκτὰ λέγουσιν οὔθ' ὑμῖν ἀσφαλῆ,
δῆλόν ἐστιν ἅπασιν, οὐ μὴν ἀλλ' ἐναντία συμβαίνει ταῖς

---

2 ὑμᾶς SAY $\overset{η}{ὑ}$μᾶς F | οὐκέτι S: οὐδὲν FAY 4 ἡμεῖς ὠμόσαμεν F ὠμόσαμεν ἡμεῖς AY 10 χρόνον S A^1: ἄλλον χρόνον FA^{2}Y 12 ὑμᾶς AY | πολεμεῖν (om. Y^1, add. ead. m.) ἁπλῶς AY 15 καὶ ἀναγκαιότατον om. S 16 ἀμύν$\overset{α}{ε}$σθαι F ἀμύνασθαι AY 17 ἡμῖν AY^2: ὑμῖν S $\overset{υ}{ἡ}$μῖν F, om. Y^1 | εἰ S γρ. Y mg.: εἰ μὴ FAY | λέγουσιν νὴ δί' ὡς F^1: λέγουσιν ἰδίως S^1 λέγουσι νὴ δί' ἕως S rec. F^{2}AY 18 καὶ om. S^1 add. rec. del. Dindorf | ὁ φίλιππος S rec. FAY 19 τὸν πόλεμον F 21 ἡμῖν AY 22 ἐστι πᾶσι(ν) AY

κατηγορίαις ἃς Διοπείθους κατηγοροῦσιν καὶ αὐτὰ ταῦτα
λέγειν αὐτούς. τί γὰρ δήποτε τῷ μὲν Φιλίππῳ πάντα
τἄλλα ποιεῖν ἐξουσίαν δώσομεν, ἂν τῆς Ἀττικῆς ἀπέχηται,
τῷ Διοπείθει δ' οὐδὲ βοηθεῖν τοῖς Θρᾳξὶν ἐξέσται,
9 ἢ πόλεμον ποιεῖν αὐτὸν φήσομεν; ἀλλὰ νὴ Δία, ταῦτα
μὲν ἐξελέγχονται, δεινὰ ποιοῦσι δ' οἱ ξένοι περικόπτοντες
τὰ ἐν Ἑλλησπόντῳ, καὶ Διοπείθης ἀδικεῖ κατάγων τὰ
πλοῖα, καὶ δεῖ μὴ ἐπιτρέπειν αὐτῷ. ἔστω, γιγνέσθω ταῦτα,
10 οὐδὲν ἀντιλέγω. οἶμαι μέντοι δεῖν, εἴπερ ὡς ἀληθῶς ἐπὶ
πᾶσι δικαίοις ταῦτα συμβουλεύουσιν, ὥσπερ τὴν ὑπάρχουσαν
τῇ πόλει δύναμιν καταλῦσαι ζητοῦσιν, τὸν ἐφεστηκότα
καὶ πορίζοντα χρήματα ταύτῃ διαβάλλοντες ἐν
ὑμῖν, οὕτω τὴν Φιλίππου δύναμιν δεῖξαι διαλυθησομένην,
ἂν ὑμεῖς ταῦτα πεισθῆτε. εἰ δὲ μή, σκοπεῖθ' ὅτι
οὐδὲν ἄλλο ποιοῦσιν ἢ καθιστᾶσι τὴν πόλιν εἰς τὸν αὐτὸν
τρόπον δι' οὗ τὰ παρόντα πράγμαθ' ἅπαντ' ἀπόλωλεν.
11 ἴστε γὰρ δήπου τοῦθ', ὅτι οὐδενὶ τῶν πάντων
πλέον κεκράτηκε Φίλιππος ἢ τῷ πρότερος πρὸς τοῖς πράγμασι
γίγνεσθαι. ὁ μὲν γὰρ ἔχων δύναμιν συνεστηκυῖαν
αἰεὶ περὶ αὑτὸν καὶ προειδὼς ἃ βούλεται πρᾶξαι, ἐξαίφνης
ἐφ' οὓς ἂν αὐτῷ δόξῃ πάρεστιν· ἡμεῖς δ' ἐπειδὰν πυθώμεθά
τι γιγνόμενον, τηνικαῦτα θορυβούμεθα καὶ παρασκευαζόμεθα.
12 εἶτ' οἶμαι συμβαίνει τῷ μὲν ἐφ' ἃ ἂν ἔλθῃ,
ταῦτ' ἔχειν κατὰ πολλὴν ἡσυχίαν, ἡμῖν δ' ὑστερίζειν,
καὶ ὅσ' ἂν δαπανήσωμεν, ἅπαν|τα μάτην ἀνηλωκέναι, καὶ 98

---

1 αἷς F^1 superscr. ἃς rec. 3 ἐὰν AY 6 ποιοῦσι δ' S: δὲ ποιοῦσιν FAY 7 τὰ ante ἐν om. SY^1 | κατάγων om. Y^1 10 δικαίως S^1 16 παρόντα SAY: παρελθόντα F del. Dobree | πράγματα πάντα A | ἀπόλωλεν FAY: ἀπολώλεκεν S 17 δὴ F 18 κεκράτηκε τῆς πόλεως FAY | τῷ] τὸ A^1 19 sq. ἀεὶ συνεστηκυῖαν AY 20 αἰεὶ SY: ἀεὶ FA | αὑτὸν] αυτὸ post ο ras., ν in mg. F 24 ὑμῖν Y

τὴν μὲν ἔχθραν καὶ τὸ βούλεσθαι κωλύειν ἐνδεδεῖχθαι,
ὑστερίζοντας δὲ τῶν ἔργων αἰσχύνην προσοφλισκάνειν.
Μὴ τοίνυν ἀγνοεῖτ' ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τὰ 13
νῦν τἄλλα μέν ἐστι λόγοι ταῦτα καὶ προφάσεις, πράττεται
δὲ καὶ κατασκευάζεται τοῦτο, ὅπως ὑμῶν μὲν οἴκοι
μενόντων, ἔξω δὲ μηδεμιᾶς οὔσης τῇ πόλει δυνάμεως,
μετὰ πλείστης ἡσυχίας ἅπανθ' ὅσα βούλεται Φίλιππος
διοικήσεται. θεωρεῖτε γὰρ τὸ παρὸν πρῶτον, ὃ γίγνεται.
νυνὶ δύναμιν μεγάλην ἐκεῖνος ἔχων ἐν Θρᾴκῃ διατρίβει 14
καὶ μεταπέμπεται πολλήν, ὥς φασιν οἱ παρόντες, ἀπὸ
Μακεδονίας καὶ Θετταλίας. ἐὰν οὖν περιμείνας τοὺς
ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πολιορκῇ, πρῶτον μὲν οἴεσθε
τοὺς Βυζαντίους μενεῖν ἐπὶ τῆς ἀνοίας τῆς αὐτῆς
ὥσπερ νῦν, καὶ οὔτε παρακαλεῖν ὑμᾶς οὔτε βοηθεῖν αὐτοῖς
ἀξιώσειν; ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ καὶ εἴ τισι μᾶλλον 15
ἀπιστοῦσιν ἢ ἡμῖν, καὶ τούτους εἰσφρήσεσθαι μᾶλλον
ἢ 'κείνῳ παραδώσειν τὴν πόλιν, ἄνπερ μὴ φθάσῃ λαβὼν
αὐτούς. οὐκοῦν ἡμῶν μὲν μὴ δυναμένων ἐνθένδ' ἀναπλεῦσαι,
ἐκεῖ δὲ μηδεμιᾶς ὑπαρχούσης ἑτοίμου βοηθείας,
οὐδὲν αὐτοὺς ἀπολωλέναι κωλύσει. „νὴ Δία, κακοδαιμονῶσι 16
γὰρ ἅνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ.“ πάνυ γε,
ἀλλ' ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει.
καὶ μὴν οὐδ' ἐκεῖνό γε δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρό-

---

1 βουλεύεσθαι S 3 τὰ om. FAY 5 τοῦτο καὶ κατασκευάζεται FAY 7 πάνθ' F 10 cum Reiskio comma post παρόντες del. Blass 11 περιμείνας] ειν in ras. A^2 παραμείνας S 13 μενεῖν FY^2: μένειν SAY^1 | τῆς αὐτῆς ἀγνοίας F τῆς αὐτῆς ἀνοίας A Y 14 παρακαλεῖν Cobet: παρακαλέσειν SFAY | βοηθήσειν S 15 οὐκ] οἰκ F | οἶμαι FY 17 ἐκείνωι FAY 20 κακοδαιμονῶσι H. Wolf: κακοδαιμονοῦσι SFAY Hermog. III 296 W. (313, 14 R.) 341 (356, 23 R.) 21 ἅνθρωποι Bekker: ἄνθρωποι SFAY | πάνυ] σφόδρα Hermog. 22 δεῖ σῶς] δισως S^1

νησον οὐχ ἥξει· ἀλλ' εἴγ' ἐκ τῆς ἐπιστολῆς δεῖ σκοπεῖν
ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρο-
17 νήσῳ. ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ
χώρᾳ | βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς 94
ποιῆσαι· εἰ δ' ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ
Χερρόνησον ἴῃ; „κρινοῦμεν Διοπείθην νὴ Δία.“ καὶ τί
τὰ πράγματ' ἔσται βελτίω; „ἀλλ' ἐνθένδ' ἂν βοηθήσαι-
μεν αὐτοί.“ ἂν δ' ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα;
„ἀλλὰ μὰ Δί' οὐχ ἥξει.“ καὶ τίς ἐγγυητής ἐστι τούτου;
18 ἆρ' ὁρᾶτε καὶ λογίζεσθ' ὦ ἄνδρες Ἀθηναῖοι τὴν ἐπιοῦ-
σαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν
τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ;
τί δ', ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερ-
ρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ
Χαλκίδα καὶ Μέγαρ' ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπ'
Ὠρεὸν πρῴην, πότερον κρεῖττον ἐνθάδ' αὐτὸν ἀμύνεσθαι
καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, ἢ
κατασκευάζειν ἐκεῖ τιν' ἀσχολίαν αὐτῷ; ἐγὼ μὲν οἴομαι
τοῦτο.

19 Ταῦτα τοίνυν ἅπαντας εἰδότας καὶ λογιζομένους χρὴ
μὰ Δί' οὐχ ἣν Διοπείθης πειρᾶται τῇ πόλει δύναμιν πα-
ρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλῦσαι πειρᾶσθαι,
ἀλλ' ἑτέραν αὐτοὺς προσπαρασκευάζειν καὶ συνευποροῦν-
τας ἐκείνῳ χρημάτων καὶ τἄλλ' οἰκείως συναγωνιζομένους.

---

2 $\overset{ν}{ἧς}$ F ἣν AY | ἡμᾶς AY | ἀμύνεσθαι A 3 τοῦτο στράτευμα FAY 5 διαφθαρήσεται καὶ διαλυθήσεται FY 6 διοπείθη S corr. FY 7 ἂν βοηθήσαιμεν S: βοηθήσομεν FAY 8 αὐτοί S rec. FY: αὐτῶι S^{1} αὐτοῖς γρ. FA 10 λογίζεσθαι A^{1} 13 τί δαὶ F | καὶ μὴ F 14 γὰρ om. S^{1} 15 καὶ S: ἢ FAY 16 πρώιην ἐπ' ὠρεὸν F 18 οἶμαι FAY 21 ante μὰ in S οὐ erasum est cf. X 17 | δύναμιν τῆι πόλει AY | $\overset{πρ}{κα}$τασκευάζειν F 22 διαλύειν FAY

εἰ γάρ τις ἔροιτο Φίλιππον· „εἰπέ μοι, πότερ' ἂν βούλοιο 20
τούτους τοὺς στρατιώτας οὓς Διοπείθης νῦν ἔχει, τοὺς
ὁποιουστινασοῦν (οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν καὶ παρ'
Ἀθηναίοις εὐδοξεῖν καὶ πλείους γίγνεσθαι τῆς πόλεως
συναγωνιζομένης, ἢ διαβαλλόντων τινῶν καὶ κατηγορούντων
διασπασθῆναι καὶ διαφθαρῆναι;“ ταῦτ' ἂν οἶμαι
95 φήσειεν. εἶθ' ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς | θεοῖς, ταῦθ'
ἡμῶν τινες ἐνθάδε πράττουσιν; εἶτ' ἔτι ζητεῖτε πόθεν
τὰ τῆς πόλεως ἀπόλωλεν ἅπαντα;

Βούλομαι τοίνυν ⟨πρὸς⟩ ὑμᾶς μετὰ παρρησίας ἐξετάσαι 21
τὰ παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν
αὐτοὶ νῦν καὶ ὅπως χρώμεθ' αὐτοῖς. ἡμεῖς οὔτε χρήματ'
εἰσφέρειν βουλόμεθ' οὔτ' αὐτοὶ στρατεύεσθαι, οὔτε
τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις
Διοπείθει δίδομεν, οὔθ' ὅσ' ἂν αὐτὸς αὑτῷ πορίσηται
ἐπαινοῦμεν, ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ 22
τί μέλλει ποιεῖν καὶ πάντα τὰ τοιαυτί, οὔτ', ἐπειδήπερ
οὕτως ἔχομεν, τὰ ἡμέτερ' αὐτῶν πράττειν ἐθέλομεν, ἀλλ'
ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξι' ἐπαινοῦμεν,
ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις
συναγωνιζόμεθα. ὑμεῖς μὲν τοίνυν εἰώθατ' ἑκάστοτε τὸν 23
παριόντ' ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν; ἐγὼ δ' ὑμᾶς ἐρωτῆσαι
βούλομαι, τί οὖν χρὴ λέγειν; εἰ γὰρ μήτ' εἰσοίσετε,

---

1 πότερ' ἂν S F^1 γρ. Y rec.: πότερα F corr. AY^1 2 νῦν om. Y^1 3 εὐσθενεῖν S corr. Y corr. 6 τ$\overset{α}{ο}$ῦτ' F τοῦτο Y 7 ἃ] post α litt. eras. Y 8 ὑμῶν AY Hermog. III 152 W. (178, 12 R.) | ἔτι ζητεῖτε] ι ζ in ras. A | ζητητε S^1 corr. ead. m. 10 πρὸς ὑμᾶς Vind. 1, Felicianus: ὑμᾶς SFAY ὑμᾶς om. U secl. Rüdiger 11 σκέψασθε F^{1}A 13 στρατεύεσθαι τολμῶμεν FAY 16 ἀλλὰ βασκαίνομεν om. S^1 add. in mg. m. saec. XIV 17 τοιαῦτα FAY 21 μὲν τοίνυν SF γρ. Y: μέντοι νῦν A μέντοι Y^1 23 εἰσοίσετε .. p. 110, 1 μήτε ante τῶν om. A^1 add. A^2 mg.

μήτ' αὐτοὶ στρατεύσεσϑε, μήτε τῶν κοινῶν ἀφέξεσϑε,
μήτε τὰς συντάξεις δώσετε, μήϑ' ὅσ' ἂν αὐτῷ πορίσηται
ἐάσετε, μήτε τὰ ὑμέτερ' αὐτῶν πράττειν ἐϑελήσετε, οὐκ
ἔχω τί λέγω. οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσϑαι
καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ
περὶ ὧν ἄν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων
προκατηγορούντων ἀκροᾶσϑαι — τί ἄν τις λέγοι;

24 Ὅ τι τοίνυν δύναται ταῦτα ποιεῖν, ἐνίους μαϑεῖν ὑμῶν
δεῖ. λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδ' ἂν ἄλλως
δυναίμην. πάντες ὅσοι ποτ' ἐκπεπλεύκασι παρ' ὑμῶν
στρα|τηγοί (ἢ 'γὼ πάσχειν ὁτιοῦν τιμῶμαι) καὶ παρὰ 96
Χίων καὶ παρ' Ἐρυϑραίων καὶ παρ' ὧν ἂν ἕκαστοι δύνωνται
(τούτων τῶν τὴν Ἀσίαν οἰκούντων λέγω), χρήματα
25 λαμβάνουσι. λαμβάνουσι δ' οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς
ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα. καὶ διδόασιν οἱ
διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντ' οὐδενός (οὐ
γὰρ οὕτω μαίνονται), ἀλλ' ὠνούμενοι μὴ ἀδικεῖσϑαι τοὺς
παρ' αὐτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσϑαι, παραπέμπεσϑαι
τὰ πλοῖα τὰ αὐτῶν, τὰ τοιαῦτα· φασὶ δ' εὐνοίας
διδόναι, καὶ τοῦτο τοὔνομ' ἔχει τὰ λήμματα ταῦτα.
26 καὶ δὴ καὶ νῦν τῷ Διοπείϑει στράτευμ' ἔχοντι σαφῶς
ἐστι τοῦτο δῆλον ὅτι δώσουσι χρήματα πάντες οὗτοι·

---

1 στρατεύσεσϑε F^{2}AY: στρατεύεσϑε SF^{1} 2 διοπείϑει δώσετε FAY ex § 21 | αὐτὸς ante αὐτῷ add. FAY 3 ἐάσητε S^{1} corr. ead. | ἐϑελήσητε S 4 λέγειν A^{1} corr. A^{2} | οἱ γὰρ .. 5 διδόντες S: εἰ γὰρ .. δίδοτε FAY εἰ δ' ἄρ' .. δίδοτε Thalheim 6 ἄν φασι SF: φασι AY ἂν φῶσι Ald. Voem. G. H. Schaefer δή φασι Baiter coll. § 43 7 ἀκροᾶσϑε S 8 ποιεῖν secl. Dobree | ὑμῶν μαϑεῖν F 9 δὲ om. S^{1} add. rec. 10 ἅπαντες AY | πώποτ' FAY Hermog. III 412 W. (424, 17 R.) 11 τιμῶμαι] ἕτοιμός εἰμι Hermog. ex IV 29 17 ἀδικεῖσϑαι] διακεῖσϑαι A 18 μηδὲ AY 19 ἑαυτῶν AY | εὐνοίαι FY 20 νομα iterat F^{1} (punctis del.) 21 δὴ καὶ om. AY

πόθεν γὰρ οἴεσθ' ἄλλοθεν τὸν μήτε λαβόντα παρ' ὑμῶν
μηδὲν μήτ' αὐτὸν ἔχονθ' ὁπόθεν μισθοδοτήσει, στρατιώτας
τρέφειν; ἐκ τοῦ οὐρανοῦ; οὐκ ἔστι ταῦτα, ἀλλ' ἀφ'
ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει.
οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κατηγοροῦντες ἐν ὑμῖν ἢ προλέγουσιν 27
ἅπασιν μηδ' ὁτιοῦν ἐκείνῳ διδόναι, ὡς καὶ τοῦ
μελλῆσαι δώσοντι δίκην, μή τι ποιήσαντί γ' ἢ καταπραξαμένῳ.
τοῦτ' εἰσὶν οἱ λόγοι· „μέλλει πολιορκεῖν τοὺς Ἕλληνας,
ἐκδίδωσιν.“ μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων
Ἑλλήνων; ἀμείνους μέντἂν εἶεν τῶν ἄλλων ἢ τῆς
πατρίδος κήδεσθαι. καὶ τό γ' εἰς τὸν Ἑλλήσποντον εἰσπέμπειν 28
ἕτερον στρατηγὸν τοῦτ' ἐστίν. εἰ γὰρ δεινὰ
ποιεῖ Διοπείθης καὶ κατάγει τὰ πλοῖα, μικρὸν ὦ ἄνδρες
Ἀθηναῖοι μικρὸν πινάκιον ταῦτα πάντα κωλῦσαι δύναιτ'
97 ἄν, καὶ λέγουσιν οἱ νόμοι, | ταῦτα τοὺς ἀδικοῦντας εἰσαγγέλλειν,
οὐ μὰ Δία δαπάναις καὶ τριήρεσι τοσαύταις
ἡμᾶς αὐτοὺς φυλάττειν, ἐπεὶ τοῦτό γ' ἐστὶν ὑπερβολὴ
μανίας· ἀλλ' ἐπὶ μὲν τοὺς ἐχθρούς, οὓς οὐκ ἔστι λαβεῖν 29
ὑπὸ τοῖς νόμοις, καὶ στρατιώτας τρέφειν καὶ τριήρεις
ἐκπέμπειν καὶ χρήματ' εἰσφέρειν δεῖ καὶ ἀναγκαῖόν ἐστιν,
ἐπὶ δ' ἡμᾶς αὐτοὺς ψήφισμα, εἰσαγγελία, πάραλος, ταῦτ'
ἐστίν. ταῦτ' ἦν εὖ φρονούντων ἀνθρώπων, ἐπηρεαζόντων
δὲ καὶ διαφθειρόντων τὰ πράγματ' ἃ νῦν οὗτοι ποιοῦσιν.
καὶ τὸ μὲν τούτων τινὰς εἶναι τοιούτους δεινὸν ὂν 30
οὐ δεινόν ἐστιν· ἀλλ' ὑμεῖς οἱ καθήμενοι οὕτως ἤδη διάκει-

---

1 λαμβάνοντα AY^1 γρ. Y mg. 5 κατηγοροῦντες] γορου in ras. F rec. 6 δ' ὁτιοῦν in ras. F rec. 7 συγκαταπραξαμένωι FA γρ. Y 8 post πολιορκεῖν interpungunt FY 9 μέλλει S^1 | τούτων om. Hermog. III 325 (342, 8 R.) 11 ἐκπέμπειν FAY 13 μετάγει A | μικρὸν] κρον Y^1 16 δι' οὐ F cf. X 50 17 ὑμᾶς F 21 ταῦτ' ἐστιν S: ταῦτ' ἐστὶν ἱκανά FAY 23 τὰ om. A

σθε, ὥστ', ἂν μέν τις εἴπῃ παρελθὼν ὅτι Διοπείθης ἐστὶ τῶν
κακῶν πάντων αἴτιος ἢ Χάρης ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν
πολιτῶν εἴπῃ τις, εὐθέως φατὲ καὶ θορυβεῖθ' ὡς ὀρθῶς
31 λέγει· ἂν δὲ παρελθὼν λέγῃ τις τἀληθῆ, ὅτι „ληρεῖτ',
Ἀθηναῖοι· πάντων τῶν κακῶν καὶ τῶν πραγμάτων τού-
των Φίλιππός ἐστ' αἴτιος· εἰ γὰρ ἐκεῖνος ἦγεν ἡσυχίαν,
οὐδὲν ἂν ἦν πρᾶγμα τῇ πόλει“, ὡς μὲν οὐκ ἀληθῆ ταῦτ'
ἐστὶν οὐκ ἔχετ' ἀντιλέγειν, ἄχθεσθαι δέ μοι δοκεῖτε καὶ
32 ὥσπερ ἀπολλύναι τι νομίζειν. αἴτιον δὲ τούτων (καί μοι
πρὸς θεῶν, ὅταν ἕνεκα τοῦ βελτίστου λέγω, ἔστω παρ-
ρησία)· παρεσκευάκασιν ὑμᾶς τῶν πολιτευομένων ἔνιοι
ἐν μὲν ταῖς ἐκκλησίαις φοβεροὺς καὶ χαλεπούς, ἐν δὲ
ταῖς παρασκευαῖς ταῖς τοῦ πολέμου ῥᾳθύμους καὶ εὐκατα-
φρονήτους. ἂν μὲν οὖν τὸν αἴτιον εἴπῃ τις ὃν ἴσθ'
ὅτι λήψεσθε παρ' ὑμῖν αὐτοῖς, φατὲ καὶ βούλεσθε· ἂν
δὲ τοιοῦτον λέγῃ τις, ὃν κρα|τήσαντας τοῖς ὅπλοις, ἄλ- 98
λως δ' οὐκ ἔστιν κολάσαι, οὐκ ἔχετ' οἶμαι τί ποιήσετε,
33 ἐξελεγχόμενοι δ' ἄχθεσθε. ἐχρῆν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι
τοὐναντίον ἢ νῦν ἅπαντας τοὺς πολιτευομένους ἐν μὲν
ταῖς ἐκκλησίαις πρᾴους καὶ φιλανθρώπους ὑμᾶς ἐθίζειν
εἶναι (πρὸς γὰρ ὑμᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐν
ταύταις ἐστὶ τὰ δίκαια), ἐν δὲ ταῖς παρασκευαῖς ταῖς
τοῦ πολέμου φοβεροὺς καὶ χαλεποὺς ἐπιδεικνύναι (πρὸς
γὰρ τοὺς ἐχθροὺς καὶ τοὺς ἀντιπάλους ἐν ἐκείναις ἐσθ' ὁ

---

1 ἐὰν F 1 sq. πάντων τῶν κακῶν FAY cf. v. 5 2 sq. τῶν πολιτῶν εἴπηι τις SAY: εἴπηι τις τῶν πολιτῶν F 4 ἐὰν AY | τἀληθῆ] prima et ultima litterae puncto notatae in S 5 ὦ ἄνδρες ἀθηναῖοι FA ὦ ἀθηναῖοι Y 8 οὐχ ἕξετε S οὐ$\overset{\chi}{\kappa}$ ἔ$\overset{\xi}{\chi}$ετε F 11 ὑμᾶς ἐκ πολλοῦ FAY 14 ἴσθε S^1 ἴστε S rec. 18 γὰρ SF^{1}A: δὲ F rec. Y 22 posterius ταῖς om. S 23 ἀποδεικνύναι H. Wolf 24 ἐν ἐκείναις FAY: ἐκεῖνος S | ἐστ' A

ἀγών). νῦν δὲ δημαγωγοῦντες ὑμᾶς καὶ χαριζόμενοι καθ' 34
ὑπερβολὴν οὕτω διατεθήκασιν, ὥστ' ἐν μὲν ταῖς ἐκκλησίαις
τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούοντας,
ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν
ἐσχάτων ἤδη κινδυνεύειν. φέρε γὰρ πρὸς Διός, εἰ λόγον
ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν
διὰ ῥᾳθυμίαν, καὶ ἔροινθ' ὑμᾶς· „ἄνδρες Ἀθηναῖοι, πέμπεθ' 35
ὡς ἡμᾶς ἑκάστοτε πρέσβεις, καὶ λέγεθ' ὡς ἐπιβουλεύει
Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησιν, καὶ ὡς φυλάττεσθαι
δεῖ τὸν ἄνθρωπον, καὶ πάντα τὰ τοιαυτί;“
ἀνάγκη φάσκειν καὶ ὁμολογεῖν· ποιοῦμεν γὰρ ταῦτα.
„εἶτ', ὦ πάντων ἀνθρώπων φαυλότατοι, δέκα μῆνας ἀπογενομένου
τἀνθρώπου καὶ νόσῳ καὶ χειμῶνι καὶ πολέμοις
ἀποληφθέντος, ὥστε μὴ ἂν δύνασθαι ἐπανελθεῖν
οἴκαδε, οὔτε τὴν Εὔβοιαν ἠλευθερώσατε, οὔτε τῶν ὑμετέρων 36
αὐτῶν οὐδὲν ἐκομίσασθε, ἀλλ' ἐκεῖνος μὲν ὑμῶν
οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων (εἰ δὴ
99 τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιεν), δύ' | ἐν
Εὐβοίᾳ κατέστησε τυράννους, τὸν μὲν ἀπαντικρὺ τῆς Ἀττικῆς
ἐπιτειχίσας, τὸν δ' ἐπὶ Σκίαθον, ὑμεῖς δ' οὐδὲ ταῦτ' ἀπελύσασθε, 37
εἰ μηδὲν ἄλλ' ἐβούλεσθε, ἀλλ' εἰάκατε; ἀφέστατε
δῆλον ὅτι αὐτῷ, καὶ φανερὸν πεποιήκατε, ὅτι οὐδ' ἂν δεκάκις
ἀποθάνῃ, οὐδὲν μᾶλλον κινήσεσθε. τί οὖν πρεσβεύετε

---

2 μὲν om. S   8 πρέσβεις καὶ λέγετε om. Y^1 add. ead. m.   9 ἅπασι F   10 ἅπαντα F | τοιαῦτα FAY   14 ἀπολειφθέντος S^{1}F^1 | ὥστε in ras. A^1 | μηδ' ἂν coni. Voemel   15 οὐδὲ τῶν A | ἡμετέρων AY   17 sq. δεῖ .. φῆσαι FAY δὴ .. φήσαιμεν Normann coll. Arist. IX 360 W.   18 post ὑγιαίνειν habet F κλείταρχον καὶ φιλιστίδην punctis del., schol. ad v. 19 τυράννους | δύο μὲν A   20 ἐπιτιχίσας A^1 | σκίαθον S γρ. Y: σκιάθ$\overset{ον}{οι}$ F σκιάθοι AY^1 21 καὶ ἀφέστατε S rec. FAY   23 μᾶλλον ὑμεῖς γε FY | πρεσβεύετε S πρεσβεύ$\overset{σθε}{ετε}$ F πρεσβεύεσθε AY

καὶ κατηγορεῖτε καὶ πράγμαθ' ἡμῖν παρέχετε;“ ἂν ταῦτα
λέγωσιν, τί ἐροῦμεν ἢ τί φήσομεν, Ἀθηναῖοι; ἐγὼ μὲν
γὰρ οὐχ ὁρῶ.

38 Εἰσὶ τοίνυν τινὲς οἳ τότ' ἐξελέγχειν τὸν παριόντ' οἴονται,
ἐπειδὰν ἐρωτήσωσι „τί οὖν χρὴ ποιεῖν;“ οἷς ἐγὼ
μὲν τὸ δικαιότατον καὶ ἀληθέστατον τοῦτ' ἀποκρινοῦμαι,
ταῦτα μὴ ποιεῖν ἃ νυνὶ ποιεῖτε, οὐ μὴν ἀλλὰ καὶ καθ'
ἕκαστον ἀκριβῶς ἐρῶ. καὶ ὅπως, ὥσπερ ἐρωτῶσι προθύμως,
39 οὕτω καὶ ποιεῖν ἐθελήσουσι. πρῶτον μὲν ὦ ἄνδρες
Ἀθηναῖοι τοῦτο παρ' ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι
τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν (καὶ
παύσασθε περὶ τούτου κατηγοροῦντες ἀλλήλων) καὶ κακόνους
μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως
40 ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει πᾶσιν
ἀνθρώποις, καὶ τοῖς μάλιστ' οἰομένοις αὐτῷ χαρίζεσθαι
(εἰ δὲ μή, σκεψάσθων Εὐθυκράτη καὶ Λασθένη τοὺς
Ὀλυνθίους, οἳ δοκοῦντες οἰκειότατ' αὐτῷ διακεῖσθαι,
ἐπειδὴ τὴν πόλιν προὔδοσαν, πάντων κάκιστ' ἀπολώλασιν),
οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ, οὐδ'
ἐπιβουλεύει καὶ σκοπεῖ μᾶλλον οὐδὲ ἓν τῶν πάντων ἢ
41 πῶς ταύτην καταλύσει. καὶ τοῦτ' εἰκότως τρόπον τινὰ
πράττει· οἶδεν γὰρ ἀκριβῶς ὅτι οὐδ' ἂν πάντων τῶν
ἄλλων γένηται κύριος, οὐ|δὲν ἔστ' αὐτῷ βεβαίως ἔχειν, 100

---

2 ὦ ἄνδρες ἀθηναῖοι F ἄνδρες ἀθ. AY 3 γὰρ om. A
5 ἐρωτήσηι S 7 νῦν FA 9 ἐθελήσωσιν F 12 παύσασθαι
A^1 Dobree | παύσασθαι .. κατηγοροῦντας Cobet | τούτ$\overset{ου}{ω}$ν F
14 ἐδάφει S | τοὺς F^1 16 σκεψάσθων Cobet: σκέψεσθ' ὡς
ἂν S σκεψάσθωσαν FAY | εὐθυκράτην καὶ λασθένην AY^2
18 προέδοσαν A 20 post ἐπιβουλεύει interpunctum est in S,
post πολεμεῖ v. 19 in FAY | οὐδὲ ἓν] οὐδὲν A 21 ὅπως FAY |
καταλύσει SY corr.: καταλύσηι FAY^1 22 νῦν γε δὴ πράττει F
ex VI 17 vel X 12 23 γεγένηται A^1 | ἔστ' S F^1: ἔσται F rec. AY

ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλ' ἐάν ποτε συμβῇ τι
πταῖσμα, ἃ πολλὰ γένοιτ' ἂν ἀνθρώπῳ, ἥξει πάντα τὰ
νῦν συμβεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς· ἐστὲ 42
γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν
εὖ πεφυκότες, ἀλλ' ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντ'
ἀφελέσθαι δεινοί, καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις
καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἀφελέσθαι
ἕτοιμοι. οὔκουν βούλεται τοῖς ἑαυτοῦ καιροῖς τὴν
παρ' ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐδὲ πολλοῦ δεῖ, οὐ
κακῶς οὐδ' ἀργῶς ταῦτα λογιζόμενος. πρῶτον μὲν δὴ 43
τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας
ἀδιάλλακτον ἐκεῖνον (εἰ γὰρ μὴ τοῦτο πεισθήσεσθε
ταῖς ψυχαῖς, οὐκ ἐθελήσεθ' ὑπὲρ τῶν πραγμάτων
σπουδάζειν)· δεύτερον δ' εἰδέναι σαφῶς ὅτι πάνθ' ὅσα
πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν
πόλιν παρασκευάζεται, καὶ ὅπου τις ἐκεῖνον ἀμύνεται,
ἐνταῦθ' ὑπὲρ ὑμῶν ἀμύνεται. οὐ γὰρ οὕτω γ' εὐήθης 44
ἐστὶν οὐδεὶς ὃς ὑπολαμβάνει τὸν Φίλιππον τῶν μὲν ἐν
Θρᾴκῃ κακῶν (οὐ γὰρ ἄλλο τις ἂν εἴποι Δρογγίλον καὶ
Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν ἐξαιρεῖ καὶ κατασκευάζεται),
τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα

1 δημοκρατεῖσθε SA | τι FAY: τινι S 2 ἂν γένοιτο AY 3 βεβιασμένα FAY | καταφεύξετε F¹ 6 δεινοί om. X 14 del. Benseler 7 ἀφελέσθαι SAY corr.: ἐξαφελέσθαι FY¹ ἐξελέσθαι X 14 8 ἕτοιμοι] δεινοί X 14 Benseler 9 ὑμῶν SFAY: ὑμῖν X 14 10 δὴ X 15: ἂν S $\overset{\text{δια}}{\text{δὴ}}$ F δὴ δια AY 11 δεῖ] δη Y¹ | δημοκρατείας F¹ 14 δ' εἰδέναι] δεει in ras. S rec. 16 ἀμυνεῖται A γρ. Y rec. 17 ὑμῶν SY² γρ. Y: $\overset{\text{ὑ}}{\text{ἡμῶν}}$ F ἡμῶν AY¹ | ἀμυνεῖται FAY¹ γρ. Y | οὕτως ἐστὶν εὐήθης AY cf. I 15 18 οὐδεὶς S: ὑμῶν οὐδεὶς FAY | ὃς ὑπολαμβάνει S: ὥσθ' ὑπολαμβάνειν FAY ex X 15 19 οὐ S: τί FAY Harpocr. s. Μάστειρα ex X 15 | ἂν ἄλλο τις AY 20 καβύδην S | καὶ Μάστειραν] om. S¹ | καὶ κατασκευάζεται secl. Weil, cf. § 43

λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κιν-
45 δύνους ὑπομένειν, τῶν δ' Ἀθηναίων λιμένων καὶ νεωρίων
καὶ τριήρων καὶ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοσού-
των προσόδων οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ἐάσειν
ὑμᾶς ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν
ἐν τοῖς Θρᾳκίοις | σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν. οὐκ 101
ἔστι ταῦτα, ἀλλὰ κἀκεῖν' ὑπὲρ τοῦ τούτων γενέσθαι κύ-
46 ριος καὶ τἄλλα πάντα πραγματεύεται. τί οὖν εὖ φρο-
νούντων ἀνθρώπων ἐστίν; εἰδότας ταῦτα καὶ ἐγνωκότας
τὴν μὲν ὑπερβάλλουσαν καὶ ἀνείκαστον ταύτην ῥᾳθυμίαν
ἀποθέσθαι, χρήματα δ' εἰσφέρειν καὶ τοὺς συμμάχους
ἀξιοῦν, καὶ ὅπως τὸ συνεστηκὸς τοῦτο συμμενεῖ στρά-
τευμ' ὁρᾶν καὶ πράττειν, ἵν' ὥσπερ ἐκεῖνος ἕτοιμον ἔχει
δύναμιν τὴν ἀδικήσουσαν καὶ καταδουλωσομένην ἅπαν-
τας τοὺς Ἕλληνας, οὕτω τὴν σώσουσαν ὑμεῖς καὶ βοηθή-
47 σουσαν ἅπασιν ἕτοιμον ἔχητε. οὐ γάρ ἔστι βοηθείαις
χρωμένους οὐδέποτ' οὐδὲν τῶν δεόντων πρᾶξαι, ἀλλὰ
κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορί-
σαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν
χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποι-
ήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων
λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ. κἂν
οὕτω ποιήσητε καὶ τότ' ἐθελήσηθ' ὡς ἀληθῶς ἄγειν εἰ-

---

2 ἀθηναίων S: ἀθήνησι FAY 3 ἀργυρίων FAY 4 sq. ἐάσειν ὑμᾶς F in text.: ἐάσειν ἡμᾶς SF s. v. ὑμᾶς ἐάσειν AY 6 σειροις S^{1}F^{1}A^1 cf. CIA IVb 27, b 10 10 ἀνείκαστον S: ἀνήκεστον FAY

12 συμμενεῖ U: συμμένοι S συμμένει FAY 13 et 16 ἑτοίμ$\overset{\text{ο}}{\text{η}}$ν F ἑτοίμην AY | ἔχει A: ἔχηι SF ἔχῃ Y corr. 14 ἀδικοῦσαν A | καταδουλωσαμένην S^1 16 ἔστι S^{1}AY: ἔνεστι S rec. F 17 δεόνων F^1 19 ταμίας δημοσίους Y^1 20 οὕτως F^1 22 τὸν] τῶν ut videtur F^{1}A^1 23 τότε S: ταῦτ' FAY

ρήνην δικαίαν, μένειν ἐπὶ τῆς αὑτοῦ Φίλιππον ἀναγκάσετε, οὗ μεῖζον οὐδὲν ἂν γένοιτ' ἀγαθόν, ἢ πολεμήσετ' ἐξ ἴσου.

Εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων 48 πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ' ὀρθῶς δοκεῖ· ἀλλ' ἐὰν λογίζηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ 'θέλῃ, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα. εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν (οὐ 49 γὰρ ἀνθρώπων γ' οὐδεὶς ἂν γένοιτ' ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθ' ἡσυχίαν καὶ ἅπαντα 102 προῆσθε, οὐκ ἐπ' αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος | ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας τοὺς θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ἕνεκα ῥᾳθυμίας τοὺς ἄλλους πάντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγ' αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτ' εἰρηκέναι βουλοίμην· οὐ μὴν ἀλλ' εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε. εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, 50 τοὐναντίον δὲ προΐσμεν ἅπαντες, ὅτι ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθ' ἐχθρῷ, ποῖ ἀναδυόμεθα; ἢ τί μέλλομεν; ἢ πότ' ὦ ἄνδρες Ἀθηναῖοι τὰ δέοντα ποιεῖν 110 ἐθελήσομεν; „ὅταν νὴ Δί' ἀναγκαῖον ᾖ." ἀλλ' ἣν μὲν ἂν 51

1 *καὶ μένειν* FAY | *ἀναγκάσητε* F^1A 4 *μεγάλης*] *πολλῆς* F *γρ.* Y rec. ex X 24 6 *λογίσηται* FY 7 *ἐθέλῃι ποιεῖν* FAY ex X 24 | *ἑκόντα* A 8 *ἐγγυητὴς ἡμῖν* FAY 9 *ἂν* om. A 10 *ἐὰν* SAY: *ἂν* F 11 *ἐφ' ὑμᾶς αὐτοὺς* AY 12 *μὲν γὰρ* F *τοὺς* om. AY 15 *ἅπαντας* FY 16 *μὲν* S: *ἂν* F om. AY | *ἂν* om. F 18 *ἀμύνησθε* AY mg. | *μὲν τοῦτο* AY *μὲν* add. F rec. s. v. post *τοῦτο* | *μήτε δοκῆι* S 19 $\overset{\delta\varepsilon}{\tau\varepsilon}$ F 20 *ἐάσομεν* F^1 | *ἐκεῖνον ἐάσωμεν* AY 23 *ἀνάγκη τίς* FAY ex IV 10. X 27

τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη
πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθεν, τὴν δὲ τῶν δούλων
ἀπεύχεσθαι [δήπου μὴ γενέσθαι] δεῖ. διαφέρει δὲ
τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ
ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ
οἶδ' ἥντιν' ἂν εἴποιμεν· δούλῳ δὲ πληγαὶ καὶ ὁ τοῦ σώματος
αἰκισμός, ἃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.

52 *Πάντα τοίνυν τἆλλ' εἰπὼν ἂν ἡδέως καὶ δείξας ὃν*
τρόπον ὑμᾶς ἔνιοι καταπολιτεύονται, τὰ μὲν ἄλλ' ἐάσω·
ἀλλ' ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς
τις λέγει „τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθόν“ καὶ
„τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν“ καὶ „διαρπάζειν
τινὲς τὰ χρήματα βούλονται“, καὶ τοιούτους λόγους,
ἐξ ὧν ἀναβάλλουσι μὲν ὑμᾶς, ἡσυχίαν δὲ ποιοῦσιν ἐκείνῳ
53 *πράττειν ὅ τι βούλεται. ἐκ δὲ τούτων περιγίγνεται, ὑμῖν*
μὲν | *ἡ σχολὴ καὶ τὸ μηδὲν ἤδη ποιεῖν, ἃ δέδοιχ' ὅπως* **103**
μή ποθ' ἡγήσεσθ' ἐπὶ πολλῷ γεγενῆσθαι, τούτοις δ' αἱ
χάριτες καὶ ὁ μισθὸς ὁ τούτων. ἐγὼ δ' οἴομαι τὴν μὲν
εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν, οἳ πεπεισμένοι κάθησθε,
ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα (ἂν γὰρ
54 *ἐκεῖνος πεισθῇ, τά γ' ἀφ' ὑμῶν ὑπάρχει)· νομίζειν δ'*
εἶναι χαλεπά, οὐχ ὅσ' ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλ'
ἃ πεισόμεθα, ἂν ταῦτα μὴ 'θέλωμεν ποιεῖν· καὶ τὸ διαρπασθήσεσθαι
τὰ χρήματα τῷ φυλακὴν εἰπεῖν δι' ἣν

---

3 *δήπου μὴ γενέσθαι* om. S 4 *ἧ* ⟨*γ'*⟩ Blass 5 *γιγνομένων*] *πραγμάτων* F *γρ.* Y ex IV 10 6 *ἂν* om. AY^1 | *εἴποι τις* FAY ex X 27 8 *εἰπὼν*] *εἴπω μὲν* S 11 *τὴν* om. Pal. 1 Blass 14 *ἡσυχίαν*] *ἐξουσίαν* *γρ.* Y rec. 15 *ὑμῖν* SF rec. AY: *ἡμῖν* F^1 16 *ἤδη*] *εἶναι* S 17 *ποτ' ἀν* A | *ἡγήσεσθε* O: *ἡγήσησθε* SFAY cf. IX 75 18 *οἶμαι* FAY | *μὲν* om. Y^1 20 *ἐὰν* AY 21 *ὑπάρχει* S corr.: *ὑπάρχειν* S^1 *ἕτοιμα ὑπάρχει* FAY 22 *ὅσ'*] *ο* in ras. F 23 *ἂν .. ἐθέλωμεν* om. Y^1 | *διαρπασθήσεσθαι* S^{1}Y, X 56: *διαρπασθήσεται* S corr. FA 24 *ἣν* SF *γρ.* Y: *ἧς* AY^1

σφθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι.
καίτοι ἔγωγ' ἀγανακτῶ καὶ αὐτὸ τοῦτ' ὦ ἄνδρες Ἀθηναῖοι, 55
εἰ τὰ μὲν χρήματα λυπεῖ τινας ὑμῶν εἰ διαρπασθήσεται,
ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας
ἐφ' ὑμῖν ἐστιν, τὴν δ' Ἑλλάδα πᾶσαν οὑτωσὶ Φίλιππος
ἐφεξῆς ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτ' ἐφ' ὑμᾶς ἁρπάζων.

Τί ποτ' οὖν ἐστιν τὸ αἴτιον ὦ ἄνδρες Ἀθηναῖοι τὸ 56
τὸν μὲν οὕτω φανερῶς στρατεύοντα, ἀδικοῦντα, πόλεις
καταλαμβάνοντα μηδένα τούτων πώποτ' εἰπεῖν ὡς πόλεμον
ποιεῖ, τοὺς δὲ μὴ ἐπιτρέπειν μηδὲ προΐεσθαι ταῦτα
συμβουλεύοντας, τούτους τὸν πόλεμον ποιήσειν αἰτιᾶσθαι;
ἐγὼ διδάξω· ὅτι τὴν ὀργὴν ἣν εἰκός ἐστι γενέσθαι 57
παρ' ὑμῖν, ἄν τι λυπῆσθε τῷ πολέμῳ, εἰς τοὺς
ὑπὲρ ὑμῶν λέγοντας τὰ βέλτιστα τρέψαι βούλονται, ἵνα
τούτους κρίνητε, μὴ Φίλιππον ἀμύνησθε, καὶ κατηγορῶσιν
αὐτοί, μὴ δίκην δῶσιν ὧν ποιοῦσι νῦν. τοῦτ' αὐτοῖς
δύναται τὸ λέγειν ὡς ἄρα βούλονταί πόλεμόν τινες ποιῆσαι
παρ' ὑμῖν, καὶ περὶ τούτου ἡ διαδικασία αὕτη ἐστίν.
104 *ἐγὼ δ' | οἶδ' ἀκριβῶς ὅτι, οὐ γράψαντος Ἀθηναίων οὐδενός* 58
πω πόλεμον, καὶ ἄλλα πολλὰ Φίλιππος ἔχει τῶν τῆς
πόλεως καὶ νῦν εἰς Καρδίαν πέπομφε βοήθειαν. εἰ μέντοι
βουλόμεθ' ἡμεῖς μὴ προσποιεῖσθαι πολεμεῖν αὐτὸν

---

1 *τῷ*] *τὸ* A Y^1 | *ἀφιστάναι* ut videtur F^1 2 *καίτοι γε* F | *ἀνακτῶ* A^1 corr. ead. 3 $\overset{\text{υ}}{\text{ἡ}}$*μῶν* F 5 *ἡμῖν* F 5 sq. *ἐφεξῆς οὑτωσὶ φίλιππος* FAY 6 *ἡμᾶς* SA 9 *πώποτε τούτων* FAY | *ἀδικεῖ καὶ* ante *πόλεμον* add. FAY 10 *ἐπιτρέπειν μηδὲ* om. A 11 *ποιεῖν* FAY 12 *δὲ διδάξω* S | *γενέσθαι* S *γρ.* FAY: *γίγνεσθαι* F^1 13 *ὑμῶν* FAY | *λυπεῖσθε* S Y^1 14 *ἡμῶν* F^1Y^1 15 *κατηγορῶσι μὲν* FAY 16 *αὐτοὶ δὲ* A | *δίκην δὲ* FY | *δωσειν* ut videtur F^1 *δώσωσιν* A 18 *τούτ*$\overset{\text{ου}}{\text{ῶν}}$ F *τούτων* Y | *ἐστίν* del. Benseler 20 *πω* om. FAY

ἡμῖν, ἀνοητότατος πάντων ἂν εἴη τῶν ὄντων ἀνθρώπων,
59 εἰ τοῦτ' ἐξελέγχοι. ἀλλ' ἐπειδὰν ἐπ' αὐτοὺς ἡμᾶς ἴῃ, τί
φήσομεν; ἐκεῖνος μὲν γὰρ οὐ πολεμεῖν, ὥσπερ οὐδ' Ὠρείταις,
τῶν στρατιωτῶν ὄντων ἐν τῇ χώρᾳ, οὐδὲ Φεραίοις
πρότερον, πρὸς τὰ τείχη προσβάλλων αὐτῶν, οὐδ' Ὀλυνθίοις
ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα
παρῆν ἔχων. ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον
ποιεῖν φήσομεν; οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ
γὰρ ἄλλο γ' οὐδέν ἐστι μεταξὺ τοῦ μήτ' ἀμύνεσθαι μήτ'
60 ἄγειν ἡσυχίαν ἐᾶσθαι. καὶ μὴν οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν
καὶ τοῖς ἄλλοις ἔσθ' ὁ κίνδυνος· οὐ γὰρ ὑφ' αὑτῷ τὴν
πόλιν ποιήσασθαι βούλεται Φίλιππος, ἀλλ' ὅλως ἀνελεῖν.
οἶδεν γὰρ ἀκριβῶς ὅτι δουλεύειν μὲν ὑμεῖς οὔτ' ἐθελήσετε,
οὔτ', ἂν ἐθελήσητ', ἐπιστήσεσθε (ἄρχειν γὰρ εἰώθατε),
πράγματα δ' αὐτῷ παρασχεῖν, ἂν καιρὸν λάβητε,
πλείω τῶν ἄλλων ἁπάντων ἀνθρώπων δυνήσεσθε.

61 Ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ὄντος τοῦ ἀγῶνος, οὕτω
προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὑτοὺς ἐκείνῳ
μισεῖν καὶ ἀποτυμπανίσαι· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τῶν
ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ
62 τῇ πόλει κολάσητ' ἐχθρούς. πόθεν οἴεσθε νῦν αὐτὸν
ὑβρίζειν ὑμᾶς | (οὐδὲν γὰρ ἄλλ' ἔμοιγε δοκεῖ ποιεῖν ἢ 105

---

2 ἐφ' ἡμᾶς αὐτοὺς F cf. § 49 | ἴῃ] εἴη A^1 3 φήσομεν τότε A Y | πολεμεῖν ἡμῖν F A Y 5 πρότερον .. προσβάλλων S: πρότερον πρὶν ἢ .. προσβαλεῖν F A Y 6 ἕως ἂν A Y 10 ἴσων] νήσων A^1Y^1 | ἡμῖν S 11 τε καὶ A Y | τοῖς] om. Y text. add. γρ. Y rec. | ἔστ' A 14 θελήσητε A | ἐπιστήσεσθε S A: ἐπίστασθε F Y 16 ἀνθρώπων ἁπάντων F A Y cf. XV 30. XXI 136 17 sq. οὕτω προσήκει γρ. F A Y: προσῆκεν οὕτω S F οὕτω del. Rehdantz 19 ἀποτυπανίσαι Y^1 cf. IX 61 21 post ἐχθροὺς add. ὑπηρετοῦντας ἐκείνωι (in mg. sup. A^3) ἀλλ' ἀνάγκη τούτοις ὥσπερ προβόλοις προσπταίοντας ὑστερίζειν ἐκείνων S mg. rec. F A Y | πόθεν γὰρ F A Y 22 ἐμοὶ F

τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο,
ἐξαπατᾶν, ὑμῖν δ' ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ
δοὺς ὑπηγάγετ' εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδ'
ἂν εἰπεῖν δύναιτ' οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους
πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησεν καὶ πόλλ'
ἕτερα· Θηβαίους νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς 63
καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ· ὥστε
καρπωσάμενοί τιν' ἕκαστοι τούτων πλεονεξίαν οἱ μὲν
ἤδη πεπόνθασιν ἃ δὴ πάντες ἴσασιν, οἱ δ' ὅταν ποτὲ
συμβῇ πείσονται. ὑμεῖς δ' ὧν μὲν ἀπεστέρησθε, σιωπῶ·
ἀλλ' ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσ' ἐξηπάτησθε,
πόσων ἀπεστέρησθε. οὐχὶ Φωκέας, οὐ Πύλας, 64
οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην
αὐτόν; οὐ νῦν τὴν πόλιν τὴν Καρδιανῶν ἔχει καὶ
ὁμολογεῖ; τί ποτ' οὖν ἐκείνως τοῖς ἄλλοις καὶ οὐ τὸν
αὐτὸν τρόπον ὑμῖν προσφέρεται; ὅτι ἐν μόνῃ τῶν πασῶν
πόλεων τῇ ἡμετέρᾳ ἄδει' ὑπὲρ τῶν ἐχθρῶν λέγειν
δέδοται, καὶ λαβόντα χρήματ' αὐτὸν ἀσφαλές ἐστι λέγειν
παρ' ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερ' αὐτῶν ἦτε. οὐκ ἦν 65
ἀσφαλὲς λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων
τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦ-

---

2 θετταλοῖς A¹ corr. A² 3 ἐπηγάγετο S 5 Ποτείδαιαν et καὶ πόλλ' ἕτερα del. Wecklein 6 τε νῦν F rec. Y 9 δὴ om. A¹ add. ead. | ὅταν SA: ὅ τι ἂν FY ex X 65 10 ἀπεστέρησθε τέως (mox deletis πόσων ἀπεστ.) Dobree προαπεστέρησθε coni. Weil ἀπεστερεῖσθε Blass 11 ἐξηπατήθητε et 12 ἀπεστερήθητε Thalheim 14 πόλιν τὴν SFA γρ. Y: πόλιν τῶν Y¹ 17 ὑμετέραι SA in or. X 66; at cf. § 43. IX 3 | post ἡμετέρᾳ add. πόλει S 18 τὸν ante λαβόντα add. A rec. mg. | αὐτὸν] αὐτῶι S¹ deleverim | ἀσφαλέστ' εστι A 19 οὐκ ἂν H. Wolf 20 συν εὐ πεπονθότων A συνευπεπονθότων SFY 21 τῶν om. Y¹

σθαι· οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ τὰ Φιλίππου
μηδὲν εὖ πεπονθότος τοῦ πλήθους τοῦ Θετταλῶν τῷ
τοὺς τυράννους ἐκβαλεῖν Φίλιππον αὐτοῖς καὶ τὴν πυλαίαν
ἀποδοῦναι· οὐκ ἦν ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν
66 Βοιωτίαν ἀπέδωκεν καὶ τοὺς Φωκέας ἀνεῖ|λεν. ἀλλ' Ἀθήνησιν, 106
οὐ μόνον Ἀμφίπολιν καὶ τὴν Καρδιανῶν χώραν
ἀπεστερηκότος Φιλίππου, ἀλλὰ καὶ κατασκευάζοντος ὑμῖν
ἐπιτείχισμα τὴν Εὔβοιαν καὶ νῦν ἐπὶ Βυζάντιον παριόντος,
ἀσφαλές ἐστι λέγειν ὑπὲρ Φιλίππου. καὶ γάρ τοι
τούτων μὲν ἐκ πτωχῶν ἔνιοι ταχὺ πλούσιοι γίγνονται
καὶ ἐξ ἀνωνύμων καὶ ἀδόξων ἔνδοξοι καὶ γνώριμοι, ὑμεῖς
δὲ τοὐναντίον ἐκ μὲν ἐνδόξων ἄδοξοι, ἐκ δ' εὐπόρων
ἄποροι· πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους,
67 πίστιν, εὔνοιαν, ὧν πάντων ἔσθ' ὑμεῖς ἄποροι. ἐκ δὲ τοῦ
τούτων ὀλιγώρως ἔχειν καὶ ἐᾶν ταῦτα φέρεσθαι ὁ μὲν εὐδαίμων
καὶ μέγας καὶ φοβερὸς πᾶσιν Ἕλλησιν καὶ βαρβάροις,
ὑμεῖς δ' ἔρημοι καὶ ταπεινοί, τῇ τῶν ὠνίων ἀφθονίᾳ
λαμπροί, τῇ δ' ὧν προσῆκε παρασκευῇ καταγέλαστοι.
οὐ τὸν αὐτὸν δὲ τρόπον περί θ' ὑμῶν καὶ περὶ αὑτῶν
ἐνίους τῶν λεγόντων ὁρῶ βουλευομένους· ὑμᾶς μὲν γὰρ
ἡσυχίαν ἄγειν φασὶ δεῖν, κἄν τις ὑμᾶς ἀδικῇ, αὐτοὶ δ' οὐ
δύνανται παρ' ὑμῖν ἡσυχίαν ἄγειν οὐδενὸς αὐτοὺς ἀδικοῦντος.

---

1 *λέγειν* del. Herwerden | *τὰ Φιλίππου* om. SAY in X 67 del. Herwerden 2 *μηδὲν* SFY: *μὴ συν* A | *τῶν θετταλῶν* SAY^1 cf. ad IX 33 5 *παρέδωκε* A^{1}Y 9 *ὑπὲρ*] *περὶ* S^1 | *καὶ γάρ τοι* SAY^1: *τοιγάρτοι* F *γρ.* Y rec. 10 *γίγνονται* SA: *γεγόνασιν* FY ex III 29 14 *ἁπάντων* FAY | *ἐκ δὲ τοῦ* *γρ.* S rec. FAY corr.: *ἑκάστου* S^1 *γρ.* F *ἐκ δὲ* Y^1 15 *ὑμᾶς ἔχειν* *γρ.* S rec. *γρ.* FY corr. | *ταῦτα* S^{1}FAY: *τούτων* S corr. *γρ.* F | *φέρεσθαι* *γρ.* S rec. FAY: *στέρεσθαι* S^1 *γρ.* F *ταύτῃ φέρεσθαι* Weil 16 *βαρβάροις γέγονεν* AY 17 *τῆι μὲν* FAY 19 *ἡμῶν* A 20 *βουλομένους* A^1 corr. ead.

Εἶτά φησιν ὃς ἂν τύχῃ παρελθών· „οὐ γὰρ ἐθέλεις 68
γράφειν, οὐδὲ κινδυνεύειν, ἀλλ᾽ ἄτολμος εἶ καὶ μαλακός“.
ἐγὼ δὲ θρασὺς μὲν καὶ βδελυρὸς καὶ ἀναιδὴς οὔτ᾽ εἰμὶ
μήτε γενοίμην, ἀνδρειότερον μέντοι πολλῶν πάνυ τῶν
ἰταμῶς πολιτευομένων παρ᾽ ὑμῖν ἐμαυτὸν ἡγοῦμαι. ὅστις 69
μὲν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι παριδὼν ἃ συνοίσει τῇ πόλει,
κρίνει, δημεύει, δίδωσιν, κατηγορεῖ, οὐδεμιᾷ ταῦτ᾽
ἀνδρείᾳ ποιεῖ, ἀλλ᾽ ἔχων ἐνέχυρον τῆς αὑτοῦ σωτηρίας
107 τὸ πρὸς χάριν ὑμῖν λέγειν καὶ | πολιτεύεσθαι ἀσφαλῶς
θρασύς ἐστιν· ὅστις δ᾽ ὑπὲρ τοῦ βελτίστου πολλὰ τοῖς
ὑμετέροις ἐναντιοῦται βουλήμασιν, καὶ μηδὲν λέγει πρὸς
χάριν, ἀλλὰ τὸ βέλτιστον αἰεί, καὶ τὴν τοιαύτην πολιτείαν
προαιρεῖται, ἐν ᾗ πλειόνων ἡ τύχη κυρία γίγνεται
ἢ οἱ λογισμοί, τούτων δ᾽ ἀμφοτέρων ἑαυτὸν ὑπεύθυνον
ὑμῖν παρέχει, οὗτός ἐστ᾽ ἀνδρεῖος, καὶ χρήσιμος πολίτης 70
ὁ τοιοῦτός ἐστιν, οὐχ οἱ τῆς παρ᾽ ἡμέραν χάριτος
τὰ μέγιστα τῆς πόλεως ἀπολωλεκότες, οὓς ἐγὼ τοσούτου
δέω ζηλοῦν ἢ νομίζειν ἀξίους πολίτας τῆς πόλεως εἶναι,
ὥστ᾽ εἴ τις ἔροιτό με· „εἰπέ μοι, σὺ δὲ τί τὴν πόλιν ἡμῖν
ἀγαθὸν πεποίηκας;“ ἔχων ὦ ἄνδρες Ἀθηναῖοι καὶ τριηραρχίας
εἰπεῖν καὶ χορηγίας καὶ χρημάτων εἰσφορὰς καὶ
λύσεις αἰχμαλώτων καὶ τοιαύτας ἄλλας φιλανθρωπίας,
οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλ᾽ ὅτι τῶν τοιούτων πολιτευμάτων 71
οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως,
ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δη-

---

4 μήτε] οὔτε S | πολλῶν SF: πολλῷ AY 7 κατηγορεῖ del. Dobree 11 ἡμετέροις F 12 ἀεὶ FA | τὴν om. AY 14 sq. ὑπεύθυνον ὑμῖν ἑαυτὸν F 15 post χρήσιμος add. γε FY καὶ A 19 δὲ δὴ FAY cf. Aesch. I 80. Plat. Gorg. 452^{a} | ἡμῶν FAY 24 πεπολίτευμαι AY 25 καὶ ante κατηγορεῖν om. F

μένειν καὶ τἄλλ' ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδ' ἐφ' ἓν
τούτων πώποτ' ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθ' ὑπὸ
κέρδους οὔθ' ὑπὸ φιλοτιμίας, ἀλλὰ διατελῶ λέγων ἐξ ὧν
ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρ' ὑμῖν, ὑμεῖς δ', εἰ
πείσεσθέ μοι, μείζους ἂν εἴητε· οὕτω γὰρ ἴσως ἀνεπί-
72 φθονον εἰπεῖν. οὐδ' ἔμοιγε δοκεῖ δικαίου τοῦτ' εἶναι πο-
λίτου, τοιαῦτα πολιτεύμαθ' εὑρίσκειν ἐξ ὧν ἐγὼ μὲν
πρῶτος ὑμῶν ἔσομαι εὐθέως, ὑμεῖς δὲ τῶν ἄλλων ὕστα-
τοι· ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν
πολιτῶν πολιτεύμασι, καὶ τὸ βέλτιστον αἰεί, μὴ τὸ ῥᾷστον
ἅπαντας λέγειν· ἐπ' ἐκεῖνο μὲν γὰρ ἡ | φύσις αὐτὴ βαδι- 108
εῖται, ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προάγεσθαι διδάσκοντα
τὸν ἀγαθὸν πολίτην.

73 Ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς
ἄρ' ἐγὼ λέγω μὲν αἰεὶ τὰ βέλτιστα, ἔστι δ' οὐδὲν ἀλλ'
ἢ λόγοι τὰ παρ' ἐμοῦ, δεῖ δ' ἔργων τῇ πόλει καὶ πράξεώς
τινος. ἐγὼ δ' ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ
οὐκ ἀποκρύψομαι. οὐδ' εἶναι νομίζω τοῦ συμβουλεύον-
τος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα. καὶ τοῦθ'
74 ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν. ἴστε
γὰρ δήπου τοῦθ', ὅτι Τιμόθεός ποτ' ἐκεῖνος ἐν ὑμῖν
ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν,
ὅτε Θηβαῖοι κατεδουλοῦντ' αὐτούς, καὶ λέγων εἶπεν οὕτω

1 ἓν S: ἑνὶ FAY 3 διατελῶ S mg.: om. S text. μένω s. v. S rec. διαμένω FAY διαμένειν est glossa διατελεῖν verbi XVIII 2 in Urbin. 5 πείσεσθε E. Müller: πείθεσθε S πείθοισθε FAY ἂν ἴσως F 6 οὐδέ γ' ἐμοὶ F οὐδέ γέ μοι A οὐδέγεμοι Y 7 μὲν ἐγὼ F 10 αἰεὶ S F^1: ἀεὶ F corr. AY 11 ἐπ' ἐκεῖνο S corr. FY^2: ἐπ' ἐκεῖνον S^1 ἐπ' ἐκείνων (ut vid.) Y^1 εἶτα ἐκείνων A | γὰρ om. A | post φύσις iterat Y v. l. εἶτα ἐκείνων μὲν ἡ φύσις | αὕτη Y^1 14 καὶ τοιοῦτον FY 15 ἀεὶ FAY 18 οὐδ' S: οὐκ FAY 23 ὅτε] ὅτι A

*πως· „εἰπέ μοι, βουλεύεσθε“, ἔφη, „Θηβαίους ἔχοντες ἐν
νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν; οὐκ ἐμπλήσετε τὴν
θάλατταν ὦ ἄνδρες Ἀθηναῖοι τριήρων; οὐκ ἀναστάντες
ἤδη πορεύσεσθ' εἰς τὸν Πειραιᾶ; οὐ καθέλξετε τὰς ναῦς;“
οὐκοῦν εἶπε μὲν ταῦθ' ὁ Τιμόθεος, ἐποιήσατε δ' ὑμεῖς·* 75
*ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμ' ἐπράχθη. εἰ δ' ὁ
μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δ'
ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρ' ἂν ἦν γεγονός
τι τῶν τότε συμβάντων τῇ πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν
καὶ περὶ ὧν ἂν ἐγὼ λέγω [καὶ περὶ ὧν ἂν ὁ δεῖν'
εἴπῃ], τὰ μὲν ἔργα παρ' ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστ'
ἐπιστήμη λέγειν παρὰ τοῦ παριόντος.*

Ἐν κεφαλαίῳ δ' ἃ λέγω φράσας καταβῆναι βούλομαι. 76
χρήματ' εἰσφέρειν φημὶ δεῖν· τὴν ὑπάρχουσαν δύναμιν
109 *συνέχειν, ἐπανορθοῦντας | εἴ τι δοκεῖ μὴ καλῶς ἔχειν, μὴ
ὅσοις ἄν τις αἰτιάσηται τὸ ὅλον καταλύοντας· πρέσβεις
ἐκπέμπειν πανταχοῖ τοὺς διδάξοντας, νουθετήσοντας, πράξοντας·
παρὰ πάντα ταῦτα τοὺς ἐπὶ τοῖς πράγμασιν δωροδοκοῦντας
κολάζειν καὶ μισεῖν πανταχοῦ, ἵν' οἱ μέτριοι
καὶ δικαίους αὐτοὺς παρέχοντες εὖ βεβουλεῦσθαι δο-*

---

1 post *βουλεύεσθε* add. *ὦ Ἀθηναῖοι* Hermog. III 237 W. (259, 3 R.). 340 (355, 18). 341 (356, 10) | *ἔχοντας* A^1 corr. ead. ut vid. 4 *πορεύσεσθε* FAY 7 *τὰ* del. Cobet | *εἶπεν τότε* F *γρ.* Y rec. 8 *καὶ μηδὲν ὑπηκούσατε* om. A^1 (add. A^2 mg.) Y^1 9 *τε*] *τόγε* A 10 *λέγω νῦν* S rec. mg. AY | *καὶ .. εἴπῃ* add. S rec. mg. FAY (*εἴπῃ* om. A^1 add. s. v. A^2) 11 *ἃ δὲ βέλτιστ' ἢ μὴ* [*λέγειν*] Blass *ἃ δὲ βέλτιστ' ἔνεστι λέγειν* coni. Sandys *τὰ δὲ βέλτισθ' ἂν ἐπιστηθῇ λέγειν* Deuerling; at cf. Plat. Ion. 536^c *ἐξ ἐμπειρίας* Aesch. III 2 13 *δ' ἃ*] *δὲ* S *α* in ras. Y^1 | *καταβῆναι γὰρ* S s. v. rec. 16 *ὅσοις* S: *οἷς* FAY | *αἰτιάσεται* A 17 *πανταχοῖ* SY mg.: *πανταχοῦ* FAY^1 | post *πράξοντας* add. *πάντα ὅσα ἂν δύνωνται τῆι πόλει* S rec. *ὅσα ἂν δύνωνται* (*ω* in ras. F) *τῆι πόλει* FAY 18 *παράπαντα* A cf. VII 18 19 *ἀεὶ* (*αἰεὶ* Y) *καὶ πανταχοῦ* FAY (ex XVIII 242?) 20 *ἑαυτοὺς* FAY

77 κῶσι καὶ τοῖς ἄλλοις καὶ ἑαυτοῖς. ἂν οὕτω τοῖς πράγμασι χρῆσθε καὶ παύσησθ' ὀλιγωροῦντες ἁπάντων, ἴσως ἄν, ἴσως καὶ νῦν ἔτι βελτίω γένοιτο. εἰ μέντοι καθεδεῖσθε, ἄχρι τοῦ θορυβῆσαι καὶ ἐπαινέσαι σπουδάζοντες, ἐὰν δὲ δέῃ τι ποιεῖν ἀναδυόμενοι, οὐχ ὁρῶ λόγον ὅστις ἄνευ τοῦ ποιεῖν ὑμᾶς ἃ προσήκει δυνήσεται τὴν πόλιν σῶσαι.

1 ἂν SA γρ. Y rec.: κἀν F (fort. κ postea additum) Y¹ 2 χρῆσθαι F¹ 3 νῦν ἔτι om. Y¹ | τὰ λοιπὰ βελτίω F βελτίω τὰ λοιπὰ AY | καθεδεῖσθε] δ in ras. S καθεδεῖσθαι A 5 δὲ om. S

In S (a m. correctoris) F Y subscriptum

ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩΙ

𐅅𐅄ΔΔΔΔ

(Π add. Christ, cf. ad. or. VII fin.)

(in Y 𐅅𐅄ΔΔΔΔ· Δ˙ quod Δ˙ corrigendum videtur in Δ = διώρθωται)

7 XI 14

IX

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Γ

ΥΠΟΘΕΣΙΣ

Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις· Φιλίππου γὰρ λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πόλλ᾽ ἀδικοῦντος, συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ ἀμύνασθαι τὸν βασιλέα, ὡς κινδύνου μεγάλου καὶ αὐτοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν.

110 *Πολλῶν ὦ ἄνδρες Ἀθηναῖοι λόγων γιγνομένων ὀλίγου δεῖν καθ᾽ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφ᾽ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ, καὶ πάντων οἶδ᾽ ὅτι φησάντων γ᾽ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθ᾽ ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμέν᾽ ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθ᾽ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς*

Ὑπόθεσις λόγου οὗ ἡ ἀρχὴ πολλῶν ὦ ἀθηναῖοι λόγων γενομένων ὀλίγου δεῖν F   1 *ἡ* om. Y   7 *δεῖν*] *ν* pallidius, incertum rasura an macula S   9 *ἄλλους* S Dion. Hal. Dem. p. 976 Thuc. p. 948 *ἄλλους ἕλληνας* S rec. FAY | *εὖ οἶδ᾽* FAY Dion. p. 976   10 *δεῖ* Y^1 | *πράττειν ἅπασι προσήκειν* FAY   12 *προεμενα* S^1 *προιεμενα* vel *προειμενα* S corr. *προειρημένα* A^1Y^1 Dion. c. M p. 948   13 *δὲ* S (*ε* in ras. quid S^1 habuerit incertum) F^1 Dion. p. 948: *δ᾽ ἥ* (*ἧι*) S rec. F rec. AY Dion. p. 976   14 post *ἐβούλοντο* 8—9 litt. eras. Y

ἐξ ὧν ὡς φαυλότατ' ἔμελλε τὰ πράγμαθ' ἕξειν, οὐκ ἂν
2 ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. πολλὰ μὲν
οὖν ἴσως ἐστὶν αἴτια τούτων, καὶ οὐ παρ' ἓν οὐδὲ δύ'
εἰς τοῦτο τὰ πράγματ' ἀφῖκται, μάλιστα δ', ἄνπερ ἐξετάζητ'
ὀρθῶς, εὑρήσετε διὰ τοὺς χαρίζεσθαι μᾶλλον ἢ
τὰ βέλτιστα λέγειν προαιρουμένους· ὧν τινες μὲν ὦ
ἄνδρες Ἀθηναῖοι ἐν οἷς εὐδοκιμοῦσιν αὐτοὶ καὶ δύνανται,
ταῦτα φυλάττοντες οὐδεμίαν περὶ τῶν μελλόντων
πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδ' ὑμᾶς οἴονται δεῖν ἔχειν,
ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώμενοι καὶ
διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ἢ ὅπως ἡ πόλις παρ'
αὑτῆς δίκην λή|ψεται καὶ περὶ τοῦτ' ἔσται, Φιλίππῳ δ' 111
3 ἐξέσται καὶ λέγειν καὶ πράττειν ὅ τι βούλεται. αἱ δὲ
τοιαῦται πολιτεῖαι συνήθεις μέν εἰσιν ὑμῖν, αἴτιαι δὲ
τῶν κακῶν. ἀξιῶ δ' ὦ ἄνδρες Ἀθηναῖοι, ἄν τι τῶν ἀληθῶν
μετὰ παρρησίας λέγω, μηδεμίαν μοι διὰ τοῦτο παρ'
ὑμῶν ὀργὴν γενέσθαι. σκοπεῖτε γὰρ ὡδί· ὑμεῖς τὴν
παρρησίαν ἐπὶ μὲν τῶν ἄλλων οὕτω κοινὴν οἴεσθε δεῖν
εἶναι πᾶσι τοῖς ἐν τῇ πόλει, ὥστε καὶ τοῖς ξένοις καὶ
τοῖς δούλοις αὐτῆς μεταδεδώκατε (καὶ πολλοὺς ἄν τις
οἰκέτας ἴδοι παρ' ἡμῖν μετὰ πλείονος ἐξουσίας ὅ τι βούλονται
λέγοντας ἢ πολίτας ἐν ἐνίαις τῶν ἄλλων πόλεων),
4 ἐκ δὲ τοῦ συμβουλεύειν παντάπασιν ἐξεληλάκατε. εἶθ'

---

1 ἔμελλε τὰ] ἐμέλλετε S^1 superscr. τα S rec. 2 νῦν αὐτὰ S rec. AY 3 τούτων S: τοῦ ταῦθ' οὕτως ἔχειν FAY 9 οὐκοῦν . . . ἔχειν om. S^1. Haec et alia, cum alterius recensionis multis videantur esse, Blassii exemplo litteris minoribus exprimenda curavi 11 ἡ om. Y^1 | πόλις S: μὲν πόλις αὐτὴ FAY (αὕτη Y) 12 τούτου A 14 αἰτίαι S 15 τῶν κακῶν S^1 γρ. F: τῶν κακῶν καὶ τῶν ἁμαρτημάτων A τῆς ταραχῆς καὶ τῶν ἁμαρτημάτων γρ. S rec. FY | ἀξιῶ δ' ὑμᾶς FA | ἐάν FY 21 ἡμῖν S: $\overset{η}{\text{ὑμῖν}}$ F ὑμῖν AY

ὑμῖν συμβέβηκεν ἐκ τούτου, ἐν μὲν ταῖς ἐκκλησίαις VIII 34
τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούουσιν,
ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν
ἐσχάτων ἤδη κινδυνεύειν. εἰ μὲν οὖν καὶ νῦν οὕτω
διάκεισθε, οὐκ ἔχω τί λέγω· εἰ δ' ἃ συμφέρει χωρὶς
κολακείας ἐθελήσετ' ἀκούειν, ἕτοιμος λέγειν. καὶ γὰρ
εἰ πάνυ φαύλως τὰ πράγματ' ἔχει καὶ πολλὰ προεῖται,
ὅμως ἔστιν, ἐὰν ὑμεῖς τὰ δέοντα ποιεῖν βούλησθε, ἔτι
πάντα ταῦτ' ἐπανορθώσασθαι. καὶ παράδοξον μὲν ἴσως 5
ἐστὶν ὃ μέλλω λέγειν, ἀληθὲς δέ· τὸ χείριστον ἐν IV 2
τοῖς παρεληλυθόσιν τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον
ὑπάρχει. τί οὖν ἐστι τοῦτο; ὅτι οὔτε μικρὸν οὔτε μέγ'
οὐδὲν τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματ'
112 ἔχει, ἐπεί τοι, εἰ πάνθ' ἃ προσῆκε πρατ|τόντων οὕτω
διέκειτο, οὐδ' ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω. νῦν
δὲ τῆς ῥᾳθυμίας τῆς ὑμετέρας καὶ τῆς ἀμελείας κεκράτηκε
Φίλιππος, τῆς πόλεως δ' οὐ κεκράτηκεν· οὐδ' ἥττησθ'
ὑμεῖς, ἀλλ' οὐδὲ κεκίνησθε.

Εἰ μὲν οὖν ἅπαντες ὁμολογοῦμεν Φίλιππον τῇ πόλει πολεμεῖν 6
καὶ τὴν εἰρήνην παραβαίνειν, οὐδὲν ἄλλ' ἔδει τὸν παριόντα
λέγειν καὶ συμβουλεύειν ἢ ὅπως ἀσφαλέστατα καὶ ῥᾷστ'
αὐτὸν ἀμυνούμεθα· ἐπειδὴ δ' οὕτως ἀτόπως ἔνιοι διάκεινται,
ὥστε πόλεις καταλαμβάνοντος ἐκείνου καὶ πολλὰ τῶν ὑμετέρων
ἔχοντος καὶ πάντας ἀνθρώπους ἀδικοῦντος ἀνέχεσθαί τινων
ἐν ταῖς ἐκκλησίαις λεγόντων πολλάκις ὡς ἡμῶν τινές εἰσιν οἱ
ποιοῦντες τὸν πόλεμον, ἀνάγκη φυλάττεσθαι καὶ διορθοῦσθαι

---

5 *συμφέρει* S: *συμφέρει τοῖς πράγμασι* FY *συμφ. τῆι πόλει* *γρ.* FA 9 *ταῦτα πάντα* AY 14 *τοι* S: *τοί γε* FAY ex IV 2 | *προσήκει πραττόντων ὑμῶν* FAY 16 *τῆς μὲν ῥαιθ.* FAY | *καὶ τῆς ἀμελείας* om. A 19 sqq. *εἰ μὲν οὖν … πολεμεῖν δεῖ* om. S¹ add. S rec. mg. FAY | *ὁμολογοῦμεν* S 21 *ἢ* om. A | *ὅπως ὡς* Reiske cf. XIV 14 22 *αὐτὸν* om. Y

7 *περὶ τούτου· ἔστι γὰρ δέος μήποθ' ὡς ἀμυνούμεθα γράψας
τις καὶ συμβουλεύσας εἰς τὴν αἰτίαν ἐμπέσῃ τοῦ πεποιηκέναι
τὸν πόλεμον. ἐγὼ δὲ τοῦτο πρῶτον ἁπάντων λέγω καὶ διορί-
ζομαι, εἰ ἐφ' ἡμῖν ἐστι τὸ βουλεύεσθαι περὶ τοῦ πότερον εἰρή-*
8 *νην ἄγειν ἢ πολεμεῖν δεῖ.* **Εἰ μὲν οὖν ἔξεστιν εἰρήνην
ἄγειν τῇ πόλει καὶ ἐφ' ἡμῖν ἐστιν τοῦτο, ἵν' ἐντεῦθεν
ἄρξωμαι, φήμ' ἔγωγ' ἄγειν ἡμᾶς δεῖν, καὶ τὸν ταῦτα
λέγοντα γράφειν καὶ πράττειν καὶ μὴ φενακίζειν ἀξιῶ·
εἰ δ' ἕτερος τὰ ὅπλ' ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν
πολλὴν περὶ αὑτὸν τοὔνομα μὲν τὸ τῆς εἰρήνης ὑμῖν προ-
βάλλει, τοῖς δ' ἔργοις αὐτὸς τοῖς τοῦ πολέμου χρῆται, τί
λοιπὸν ἄλλο πλὴν ἀμύνεσθαι; φάσκειν δ' εἰρήνην ἄγειν εἰ**
9 **βούλεσθε, ὥσπερ ἐκεῖνος, οὐ διαφέρομαι. εἰ δέ | τις ταύτην** 113
**εἰρήνην ὑπολαμβάνει, ἐξ ἧς ἐκεῖνος πάντα τἄλλα λαβὼν ἐφ'
ἡμᾶς ἥξει, πρῶτον μὲν μαίνεται, ἔπειτ' ἐκείνῳ παρ' ὑμῶν,
οὐχ ὑμῖν παρ' ἐκείνου τὴν εἰρήνην λέγει· τοῦτο δ' ἐστὶν ὃ
τῶν ἀναλισκομένων χρημάτων πάντων Φίλιππος ὠνεῖται,
αὐτὸς μὲν πολεμεῖν ὑμῖν, ὑφ' ὑμῶν δὲ μὴ πολεμεῖσθαι.**
10 **Καὶ μὴν εἰ μέχρι τούτου περιμενοῦμεν, ἕως ἂν ἡμῖν
ὁμολογήσῃ πολεμεῖν, πάντων ἐσμὲν εὐηθέστατοι· οὐδὲ
γὰρ ἂν ἐπὶ τὴν Ἀττικὴν αὐτὴν βαδίζῃ καὶ τὸν Πειραιᾶ,
τοῦτ' ἐρεῖ, εἴπερ οἷς πρὸς τοὺς ἄλλους πεποίηκε δεῖ**
11 **τεκμαίρεσθαι. τοῦτο μὲν γὰρ Ὀλυνθίοις, τετταράκοντ'
ἀπέχων τῆς πόλεως στάδια, εἶπεν ὅτι δεῖ δυοῖν θάτερον,**

---

1 *τούτων* SA | *ἀμυνώμεθα γρ.* F 2 *τις* post *συμβουλεύσας* SA 3 *δὲ* SF: *δὴ* AY | *διορίζομαι*] *διισχυρίζομαι* S | post *διορίζομαι* gravius interpunxit et post *πολεμεῖν δεῖ* ⟨*φήμ' ἔγωγ' εἰρήνην*⟩ ex § 8 supplevit Weil 4 *βουλεύσασθαι* FY 4 sq *εἰρήνην ἢ πόλεμον ἄγειν δεῖ* FY 10 *προβάλλεται* FAY 12 *ἀμύνασθαι* A 13 *βούλεσθαι* Y^{1} 16 *λέγει* S *γρ.* F: *ἄγειν* F *ἄγειν λέγει* AY 17 *ἁλισκομένων* F^{1}A^{1}Y^{1} | *ἁπάντων* FAY 18 *αὐτὸ*$\overset{s}{\nu}$ F *αὑτὸν* Y | *ἡμῶν* A^{1} corr. A^{3} 20 *ἁπάντων* A 21 *βαδίζοι* S^{1} corr. ead.

ἢ 'κείνους ἐν Ὀλύνθῳ μὴ οἰκεῖν ἢ αὐτὸν ἐν Μακεδονίᾳ,
πάντα τὸν ἄλλον χρόνον, εἴ τις αὐτὸν αἰτιάσαιτό τι
τοιοῦτον, ἀγανακτῶν καὶ πρέσβεις πέμπων τοὺς ἀπολογησομένους·
τοῦτο δ' εἰς Φωκέας ὡς πρὸς συμμάχους
ἐπορεύετο, καὶ πρέσβεις Φωκέων ἦσαν οἳ παρηκολούθουν
αὐτῷ πορευομένῳ, καὶ παρ' ἡμῖν ἤριζον οἱ πολλοὶ
Θηβαίοις οὐ λυσιτελήσειν τὴν ἐκείνου πάροδον. καὶ μὴν 12
καὶ Φερὰς πρῴην ὡς φίλος καὶ σύμμαχος εἰς Θετταλίαν
ἐλθὼν ἔχει καταλαβών, καὶ τὰ τελευταῖα τοῖς ταλαιπώροις
Ὠρεΐταις τουτοισὶ ἐπισκεψομένους ἔφη τοὺς
στρατιώτας πεπομφέναι κατ' εὔνοιαν· πυνθάνεσθαι γὰρ
αὐτοὺς ὡς νοσοῦσι καὶ στασιάζουσιν, συμμάχων δ' εἶναι
καὶ φίλων ἀληθινῶν ἐν τοῖς τοιούτοις καιροῖς παρεῖναι.
εἶτ' οἴεσθ' αὐτόν, οἳ ἐποίησαν μὲν οὐδὲν ἂν κακόν, μὴ 13
114 παθεῖν δ' ἐφυ|λάξαντ' ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν
αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δ' ἐκ
προρρήσεως πολεμήσειν, καὶ ταῦθ' ἕως ἂν ἑκόντες
ἐξαπατᾶσθε; οὐκ ἔστι ταῦτα· καὶ γὰρ ἂν ἀβελτερώτατος 14
εἴη πάντων ἀνθρώπων, εἰ τῶν ἀδικουμένων ὑμῶν μηδὲν
ἐγκαλούντων αὐτῷ, ἀλλ' ὑμῶν αὐτῶν τινὰς αἰτιωμένων,
ἐκεῖνος ἐκλύσας τὴν πρὸς ἀλλήλους ἔριν ὑμῶν καὶ φιλονικίαν
ἐφ' αὐτὸν προείποι τρέπεσθαι, καὶ τῶν παρ'
ἑαυτοῦ μισθοφορούντων τοὺς λόγους ἀφέλοιτο, οἷς ανα-

---

4 συμμάχους καὶ φίλους AY mg. 6 οἱ om. FAY 10 τουτουσὶ F^1 τούτοις A 12 στασιάζουσιν ἐν αὐτοῖς FY 14 αὐτὸν οἳ ἐποίησαν μὲν οὐδὲν ἂν S γρ. F: οἳ (οὓς Dion. p. 979, εἰ οἳ vel οἱ εἰ p. 610) μὲν οὐδὲν ἂν αὐτὸν (αὐτὸν οὐδὲν Dion. p. 610) ἐδυνήθησαν ποιῆσαι FAY Dion. Hal. p. 979. 610 εἰ μὲν αὐτὸν μηδὲν ἐποίησαν p. 948 | μὴ om. A^1 15 post μὲν add. αὐτὸν A^3 20 post αἰτιωμένων add. καὶ κρίνειν βουλομένων FA^2 (verba 20 ἀλλ' ... βουλομένων om. A^1 add. A^2 in mg.) Y

βάλλουσιν ὑμᾶς, λέγοντες ὡς ἐκεῖνός γ' οὐ πολεμεῖ τῇ
πόλει.

15 Ἀλλ' ἔστιν, ὦ πρὸς τοῦ Διός, ὅστις εὖ φρονῶν ἐκ τῶν
ὀνομάτων μᾶλλον ἢ τῶν πραγμάτων τὸν ἄγοντ' εἰρήνην
ἢ πολεμοῦνθ' ἑαυτῷ σκέψαιτ' ἄν; οὐδεὶς δήπου. ὁ τοίνυν
Φίλιππος ἐξ ἀρχῆς, ἄρτι τῆς εἰρήνης γεγονυίας, οὔπω
Διοπείθους στρατηγοῦντος οὐδὲ τῶν ὄντων ἐν Χερρονήσῳ
νῦν ἀπεσταλμένων, Σέρριον καὶ Δορίσκον
ἐλάμβανεν καὶ τοὺς ἐκ Σερρείου τείχους καὶ Ἱεροῦ
ὄρους στρατιώτας ἐξέβαλλεν, οὓς ὁ ὑμέτερος στρατηγὸς
κατέστησεν. καίτοι ταῦτα πράττων τί ἐποίει; εἰρήνην
16 μὲν γὰρ ὀμωμόκει. καὶ μηδεὶς εἴπῃ· „τί δὲ ταῦτ' ἐστίν;“
ἢ „τί τούτων μέλει τῇ πόλει;“ εἰ μὲν γὰρ μικρὰ ταῦτ' ἢ
μηδὲν ὑμῖν αὐτῶν ἔμελεν, ἄλλος ἂν εἴη λόγος οὗτος· τὸ
δ' εὐσεβὲς καὶ τὸ δίκαιον, ἄν τ' ἐπὶ μικροῦ τις ἄν τ' ἐπὶ
μείζονος παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν. φέρε δὴ
νῦν, ἡνίκ' εἰς Χερρόνησον, ἣν βασιλεὺς καὶ πάντες οἱ
XIX 253 Ἕλληνες ὑμετέραν ἐγνώκασιν εἶναι, ξένους εἰσπέμπει
καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ;
17 φησὶ μὲν γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ το|σούτου δέω ταῦτα 115
ποιοῦντ' ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην,
ὥστε καὶ Μεγάρων ἁπτόμενον καὶ ἐν Εὐβοίᾳ τυραννίδας

---

5 αὐτῶι A | που F 7 sq. ἐν χερρονήσωι νῦν ὄντων FY 9 κατελάμβανε(ν) FAY | σερρίου FAY 11 ἐγκατέστησε A | καίτοι ταῦτα FA: καὶ τοιαῦτα SY 12 ὠμολογήκει ut videtur A^1 | δὲ] δαὶ F 13 ταῦτ' ἐστιν FAY 14 ἡμῖν F 15 μικροῖς F rec. 16 μείζ$\overset{\text{οσι}}{\text{ονος}}$ F 18 εἰσπέμπειν F 20 φῂς S | πολεμεῖν ὑμῖν A | τοσούτωι S τοσούτ$\overset{\omega}{\text{ου}}$ F 21 ὁμολογεῖν ἄγειν FY 22 μεγαρέων A^1 | τυραννίδας Reiske: τυραννίδα SFAY cf. X 8

κατασκευάζοντα καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τὰ ἐν
Πελοποννήσῳ σκευωρούμενον καὶ πάνθ᾽ ὅσα πράττει
μετὰ τῆς δυνάμεως ποιοῦντα λύειν φημὶ τὴν εἰρήνην
καὶ πολεμεῖν ὑμῖν, εἰ μὴ καὶ τοὺς τὰ μηχανήματ᾽ ἐφιστάντας
εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν
ἤδη προσαγάγωσιν. ἀλλ᾽ οὐ φήσετε· ὁ γὰρ οἷς ἂν ἐγὼ
ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος
ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ. τίσιν οὖν
ὑμεῖς κινδυνεύσαιτ᾽ ἄν, εἴ τι γένοιτο; τῷ τὸν Ἑλλήσποντον 18
ἀλλοτριωθῆναι, τῷ Μεγάρων καὶ τῆς Εὐβοίας
τὸν πολεμοῦνθ᾽ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους
τἀκείνου φρονῆσαι. εἶτα τὸν τοῦτο τὸ μηχάνημ᾽
ἐπὶ τὴν πόλιν ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ
πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ἀφ᾽ ἧς ἡμέρας ἀνεῖλε 19
Φωκέας, ἀπὸ ταύτης ἔγωγ᾽ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς
δ᾽, ἐὰν ἀμύνησθ᾽ ἤδη, σωφρονήσειν φημί, ἐὰν δ᾽ ἐάσητε,
οὐδὲ τοῦθ᾽ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι. καὶ τοσοῦτόν
γ᾽ ἀφέστηκα τῶν ἄλλων ὦ ἄνδρες Ἀθηναῖοι τῶν
συμβουλευόντων, ὥστ᾽ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου
νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλ᾽ ἐπαμῦναι μὲν τούτοις, 20

---

1 *θρᾴκη*$\overset{ς}{ν}$ F *θρᾴκης* A 4 *ἐφιστάντας*] *φ* in ras. F^1 5 sq. *ἕως* .. *φήσετε* om. S^1 scriba ipse *ὁ* v. 6 mutavit in *ἕως* et *ἄν* .. *ὁ* add. in mg. 6 *ἤδη* om. A | *προσαγάγωσιν* FAY Hermog. III 326 (342, 24 R.): *προσάγωσιν* S | *ἐγὼ* add. A^1 s. v. 9 *κινδυνεύσετε·* A | *τῷ*] *τοῦ* S^1 10 *ὑμῶν ἀλλοτριωθῆναι* FY | *τῷ*] *τοῦ* S^1 | post *καὶ* ras. 3 litt. Y 11 *τῷ*] *τοῦ* S^1 13 *ἐφιστάντα* FY | *τοῦτον* om. Hermog. 326 (343, 3 R.) | ante *τοῦτον* add. *καὶ* $\overset{κατα}{παρα}$*σκευάζοντα* F *καὶ κατασκευάζοντα* A *καὶ παρασκ.* Y 14 *ἡμᾶς* FY | *δέω* A 15 *ἔγωγ᾽ ἂν* A | *πολεμεῖν ὑμῖν* A | *ὁρίζομαι πολε*$\overset{ονεῖν}{μεῖν}$ FY 16 *ἐὰν μὲν* FAY | *σωφρονίσειν* S^1 *σωφρονήσειν* F *σωφρονεῖν* AY | *ἐάσητε* SA: *ἀναβάλλησθε* FY 17 *δυνήσεσθαι* Reiske: *δυνήσεσθε* SFAY 20 *καὶ τούτοις* A

καὶ διατηρῆσαι μή τι πάθωσιν, καὶ τοῖς οὖσιν ἐκεῖ νῦν
στρατιώταις πάνθ' ὅσων ἂν δέωνται ἀποστεῖλαι, βουλεύεσθαι
μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν | κινδύνῳ 116
μεγάλῳ καθεστώτων. βούλομαι δ' εἰπεῖν πρὸς ὑμᾶς ἐξ
ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι, ἵν', εἰ μὲν ὀρθῶς
λογίζομαι, μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν
τιν' ὑμῶν γ' αὐτῶν, εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε,
ποιήσησθε, ἐὰν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ, μήτε
νῦν μήτ' αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
21 Ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατ'
ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς
ἔχουσι πρὸς αὐτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον
ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν, ὅθ'
οὕτω πολλὰ προείληφεν, καὶ τὰ λοιπὰ ὑφ' αὐτῷ ποιήσασθαι,
καὶ πάνθ' ὅσα τοιαῦτ' ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω.
22 ἀλλ' ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους,
ἀφ' ὑμῶν ἀρξαμένους, αὐτῷ, ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα
χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί. τί
οὖν ἐστι τοῦτο; τὸ ποιεῖν ὅ τι βούλεται, καὶ καθ' ἕν'
οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων καὶ
23 καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα. καίτοι προστάται
μὲν ὑμεῖς ἑβδομήκοντ' ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε,
προστάται δὲ τριάκονθ' ἑνὸς δέοντα Λακεδαιμόνιοι,
ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευ-

---

1 sq. *καὶ τοῖς .. ἀποστεῖλαι* om. S | *ἐκεῖ νῦν οὖσιν* A cf. § 15 2 *στρατιώταις* A: *στρατηγοῖς* FY | *βουλεύσασθαι?* Y^1 4 *μεγίστωι καθεστηκότων* FAY 6 *λογίζωμαι* SY^1 7 *καὶ μὴ* F | *ἂν ἄρα* AY^2 | *βούλεσθε* O (?): *βούλησθε* SFAY 8 *ποιήσεσθε* FA corr. Y^1 (ut videtur) | *ἐὰν* SA („senarium efficiens" Blass): *ἂν* FY 10 *δὴ*] *οὖν* A cf. IV 44 11 *ὁ φίλιππος* FAY 13 *ὅθ'*] *ὅταν* A 14 *ἑαυτῶι* A 17 *ἅπαντες* FY 19 *ἕνα* SY^1: *ἕνα ἕκαστον* FAY^2 20 *τὰ τῶν* A 24 *τοὺς τελευταίους τουτουσὶ* FY

ταίους χρόνους μετὰ τὴν ἐν Λεύκτροις μάχην. ἀλλ' ὅμως
οὔθ' ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτ'
ὦ ἄνδρες Ἀθηναῖοι συνεχωρήθη τοῦθ' ὑπὸ τῶν
Ἑλλήνων, ποιεῖν ὅ τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ· ἀλλὰ 24
τοῦτο μὲν ὑμῖν, μᾶλλον δὲ τοῖς τότ' οὖσιν Ἀθηναίοις, |
117 ἐπειδή τισιν οὐ μετρίως ἐδόκουν προσφέρεσθαι, πάντες
ᾤοντο δεῖν, καὶ οἱ μηδὲν ἐγκαλεῖν ἔχοντες αὐτοῖς, μετὰ
τῶν ἠδικημένων πολεμεῖν· καὶ πάλιν Λακεδαιμονίοις
ἄρξασιν καὶ παρελθοῦσιν εἰς τὴν αὐτὴν δυναστείαν ὑμῖν,
ἐπειδὴ πλεονάζειν ἐπεχείρουν καὶ πέρα τοῦ μετρίου τὰ
καθεστηκότ' ἐκίνουν, πάντες εἰς πόλεμον κατέστησαν, καὶ
οἱ μηδὲν ἐγκαλοῦντες αὐτοῖς. καὶ τί δεῖ τοὺς ἄλλους λέγειν; 25
ἀλλ' ἡμεῖς αὐτοὶ καὶ Λακεδαιμόνιοι, οὐδὲν ἂν εἰπεῖν
ἔχοντες ἐξ ἀρχῆς ὅ τι ἠδικούμεθ' ὑπ' ἀλλήλων, ὅμως ὑπὲρ
ὧν τοὺς ἄλλους ἀδικουμένους ἑωρῶμεν, πολεμεῖν ᾠόμεθα
δεῖν. καίτοι πάνθ' ὅσ' ἐξημάρτηται καὶ Λακεδαιμονίοις
ἐν τοῖς τριάκοντ' ἐκείνοις ἔτεσιν καὶ τοῖς ἡμετέροις προγόνοις
ἐν τοῖς ἑβδομήκοντα, ἐλάττον' ἐστὶν ὦ ἄνδρες
Ἀθηναῖοι, ὧν Φίλιππος ἐν τρισὶ καὶ δέκ' οὐχ ὅλοις ἔτεσιν,
οἷς ἐπιπολάζει, ἠδίκηκε τοὺς Ἕλληνας, μᾶλλον δ'
οὐδὲ μέρος τούτων ἐκεῖνα. καὶ τοῦτ' ἐκ βραχέος λόγου ῥᾴδιον 26
δεῖξαι. Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν
καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς
ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε μηδ' εἰ πώποτ'

4 τὸ ποιεῖν A | βούλεσθε FAY | δεῖ] εῖ in ras. A^2 6 προφέρεσθαι S^1 7 πολεμεῖν post δεῖν FY om. v. 8 8 ἠδικημένων τὸ F 9 αὐτὴν δυναστείαν SA: δυναστείαν τὴν αὐτὴν FY 11 ἅπαντες A 17 ὑμετέροις FAY 18 ἔλαττον Y^1 21 οὐδὲν E. Müller cf. Isocr. II 11. V 43. XII 16. 54 | μέρος O corr. Rehdantz: πέμπτον μέρος S πολλοστὸν πέμπτον μέρος FY^1 πολλοστὸν μέρος γρ. S mg. AY corr. cf. Dionys. Arch. VI 8, 1 | καὶ . . δεῖξαι om. S add. S rec. mg. FAY | βραχέως A^1 24 μηδένα μηδ' FA^3 mg. Y

ᾠκήθησαν προσελθόντ᾽ εἶναι ῥᾴδιον εἰπεῖν· καὶ τὸ Φωκέων ἔθνος τοσοῦτον ἀνῃρημένον σιωπῶ. ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας καὶ τὰς πόλεις αὐτῶν παρῄρηται καὶ τετραρχίας κατέστησεν, ἵνα μὴ μόνον κατὰ
27 *πόλεις ἀλλὰ καὶ κατ᾽ ἔθνη δουλεύωσιν; αἱ δ᾽ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτ᾽ ἐν νήσῳ πλησίον Θη|βῶν καὶ Ἀθηνῶν; οὐ διαρρήδην εἰς τὰς ἐπιστολὰς* 118 *γράφει „ἐμοὶ δ᾽ ἐστὶν εἰρήνη πρὸς τοὺς ἀκούειν ἐμοῦ βουλομένους“; καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ᾽ ἔργοις οὐ ποιεῖ, ἀλλ᾽ ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρῴην, οὔθ᾽ ἡ Ἑλλὰς*
28 *οὔθ᾽ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου. καὶ ταῦθ᾽ ὁρῶντες οἱ Ἕλληνες ἅπαντες καὶ ἀκούοντες οὐ πέμπομεν πρέσβεις περὶ τούτων πρὸς ἀλλήλους καὶ ἀγανακτοῦμεν, οὕτω δὲ κακῶς διακείμεθα καὶ διορωρύγμεθα κατὰ πόλεις, ὥστ᾽ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδε-*
29 *μίαν ποιήσασθαι, ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν ἄλλος ἀπόλλυται ἕκαστος ἐγνωκώς, ὥς γ᾽ ἐμοὶ δοκεῖ, οὐχ ὅπως σω-*

---

1 *ὠιηθησαν* A^1 *ᾠκίσθησαν* L Dionys. Dem. p. 1119 Strab. 121 b | *προσελθόντ᾽ εἶναι ῥᾴδιον εἰπεῖν* SA: *εἶναι ῥᾴδιον προσελθόντ᾽ εἰπεῖν* FY 3 *πολιτείας καὶ τὰς πόλεις* SA: *πόλεις καὶ τὰς πολιτείας* FY Harpocr. s. *ἔθνος καὶ τὰς πόλεις* om. Dion. p. 1120 secl. G. H. Schaefer | *ἀφῄρηται* Dion. *ἀφῄρηνται* Harpocr. s. *ἔθνος* 4 *τετραρχίας* S Dion. Harpocr. s. *τετρ.*: *τετραδαρχίας* F A Y Harpocr. s. *ἔθνος* | *κατέστησε παρ᾽ αὐτοῖς* FAY Harpocr. 7 *εἰς τὰς ἐπιστολὰς* S: *ἐν ταῖς ἐπιστολαῖς* FAY Voemel XIX 40. 68 contulit 10 *επελλήσποντον* A 11 *αμπρακίαν* A^1 17 *σήμερον* S 21 *κερδῆναι* Blass 22 *γέ μοι* FAY cf. VIII 72

θήσεται τὰ τῶν Ἑλλήνων σκοπῶν οὐδὲ πράττων, ἐπεί,
ὅτι γ' ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τι-
νὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι
προσέρχεται, οὐδεὶς ἀγνοεῖ. καὶ μὴν κἀκεῖνό γ' ἴστε, ὅτι 30
ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ἢ ὑφ' ἡμῶν ἔπασχον οἱ
Ἕλληνες, ἀλλ' οὖν ὑπὸ γνησίων γ' ὄντων τῆς Ἑλλάδος
ἠδικοῦντο, καὶ τὸν αὐτὸν τρόπον ἄν τις ὑπέλαβεν τοῦθ',
ὥσπερ ἂν εἰ υἱὸς ἐν οὐσίᾳ πολλῇ γεγονὼς γνήσιος διῴκει
τι μὴ καλῶς μηδ' ὀρθῶς, κατ' αὐτὸ μὲν τοῦτ' ἄξιον
μέμψεως εἶναι καὶ κατηγορίας, ὡς δ' οὐ προσήκων ἢ ὡς
119 οὐ κληρονόμος τούτων ὢν ταῦτ' | ἐποίει, οὐκ ἐνεῖναι λέ-
γειν. εἰ δέ γε δοῦλος ἢ ὑποβολιμαῖος τὰ μὴ προσήκοντ' 31
ἀπώλλυε καὶ ἐλυμαίνετο, Ἡράκλεις ὅσῳ μᾶλλον δεινὸν
καὶ ὀργῆς ἄξιον πάντες ἂν ἔφησαν εἶναι. ἀλλ' οὐχ ὑπὲρ
Φιλίππου καὶ ὧν ἐκεῖνος πράττει νῦν, οὐχ οὕτως ἔχου-
σιν, οὐ μόνον οὐχ Ἕλληνος ὄντος οὐδὲ προσήκοντος
οὐδὲν τοῖς Ἕλλησιν, ἀλλ' οὐδὲ βαρβάρου ἐντεῦθεν ὅθεν
καλὸν εἰπεῖν, ἀλλ' ὀλέθρου Μακεδόνος, ὅθεν οὐδ' ἀν-
δράποδον σπουδαῖον οὐδὲν ἦν πρότερον πρίασθαι.

Καίτοι τί τῆς ἐσχάτης ὕβρεως ἀπολείπει; οὐ πρὸς τῷ 32
πόλεις ἀνῃρηκέναι τίθησιν μὲν τὰ Πύθια, τὸν κοινὸν τῶν
Ἑλλήνων ἀγῶνα, κἂν αὐτὸς μὴ παρῇ, τοὺς δούλους ἀγω-
νοθετήσοντας πέμπει; κύριος δὲ Πυλῶν καὶ τῶν ἐπὶ τοὺς

---

2 τινος ἄλλου FY 3 τῷ] τὸ Y^1 | πόρρω om. A 4 ἀγνοεῖ δήπου FAY ut est X 2. XXI 156 5 ὑμῶν A 7 εἴ τις FY 8 ἐν] ἐπ' Ald. Tayl. Dobree 9 μὲν] μέντοι Y | ἄξιον Ald. Voem.: ἄξιος SFAY 10 εἶναι om. A^1 add. ead. s. v. 11 ὢν] ὃν A | εἶναι FY 12 ἢ om. Aug. 2 14 πολλῆς ὀργῆς FA | ἔφησαν S: ἔφ^{η}ασαν F ἔφασαν AY 18 ὅθεν om. A 19 οὐδ' ἐνῆν S | πρίασθαι om. S^1 add. S corr. del. Benseler 21 πόλεις ἑλληνίδας A 23 sqq. κύριος .. μέτεστιν om. S^1 add. S rec. FAY

Ἕλληνας παρόδων ἐστὶν καὶ φρουραῖς καὶ ξένοις τοὺς τόπους
τούτους κατέχει; ἔχει δὲ καὶ τὴν προμαντείαν τοῦ θεοῦ, παρώσας
ἡμᾶς καὶ Θετταλοὺς καὶ Δωριέας καὶ τοὺς ἄλλους Ἀμφικτύονας,
33 ἧς οὐδὲ τοῖς Ἕλλησιν ἅπασι μέτεστιν; γράφει δὲ
Θετταλοῖς ὃν χρὴ τρόπον πολιτεύεσθαι; πέμπει δὲ ξένους
τοὺς μὲν εἰς Πορθμόν, τὸν δῆμον ἐκβαλοῦντας τὸν Ἐρετριέων,
τοὺς δ᾽ ἐπ᾽ Ὠρεόν, τύραννον Φιλιστίδην καταστήσοντας;
ἀλλ᾽ ὅμως ταῦθ᾽ ὁρῶντες οἱ Ἕλληνες ἀνέχονται,
καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τὴν χάλαζαν ἔμοιγε
δοκοῦσιν θεωρεῖν, εὐχόμενοι μὴ καθ᾽ ἑαυτοὺς ἕκαστοι
34 γενέσθαι, κωλύειν δ᾽ οὐδεὶς ἐπιχειρῶν. οὐ μόνον δ᾽ ἐφ᾽
οἷς ἡ Ἑλλὰς ὑβρίζεται ὑπ᾽ αὐτοῦ, οὐδεὶς ἀμύνεται, ἀλλ᾽
οὐδ᾽ ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἀδικεῖται· τοῦτο γὰρ ἤδη
τοὔσχατόν ἐστιν. οὐ Κορινθίων ἐπ᾽ Ἀμ|βρακίαν ἐλήλυθε 120
καὶ Λευκάδα; οὐκ Ἀχαιῶν Ναύπακτον ὀμώμοκεν Αἰτωλοῖς
παραδώσειν; οὐχὶ Θηβαίων Ἐχῖνον ἀφῄρηται, καὶ
35 νῦν ἐπὶ Βυζαντίους πορεύεται συμμάχους ὄντας; οὐχ
ἡμῶν, ἐῶ τἆλλα, ἀλλὰ Χερρονήσου τὴν μεγίστην ἔχει
πόλιν Καρδίαν; ταῦτα τοίνυν πάσχοντες ἅπαντες μέλλομεν
καὶ μαλακιζόμεθα καὶ πρὸς τοὺς πλησίον βλέπομεν,
ἀπιστοῦντες ἀλλήλοις, οὐ τῷ πάντας ἡμᾶς ἀδικοῦντι. καίτοι
τὸν ἅπασιν ἀσελγῶς οὕτω χρώμενον τί οἴεσθε, ἐπειδὰν
καθ᾽ ἓν ἡμῶν ἑκάστου κύριος γένηται, τί ποιήσειν;

---

5 ὃν SY: ὅντινα FA 6 τῶν ἐρετριέων FY 9 ὅνπερ FY | τὴν S: οἱ τὴν FAY 10 εὐχόμενοι SY^{1}: εὐχόμενοι μὲν FAY^{2} 12 ὑπ᾽ αὐτοῦ om. A del. Benseler 15 ναύπακτον ἀφελόμενος FAY 16 sq. καὶ νῦν .. ὄντας post Φιλιστίδην καταστήσοντας (§ 33) traiecit Spengel 20 μαλακιζόμεθα] ἐν ἐνίοις γράφεται μαλκίομεν Harpocr. s. μαλακίζομεν praetulit G. H. Schaefer | ἀποβλέπομεν A 21 ante ἀπιστοῦντες litt. eras. Y | οὐ τῷ SAY^{1}: οὕτως FY corr. | πάντας SA^{1}: φανερῶς πάντας FA^{3} mg. Y | ἀδικοῦντος FY corr. 23 καθ᾽ ἕν᾽ SA: ἑνὸς FY | τί om. A

Τί οὖν αἴτιον τουτωνί; οὐ γὰρ ἄνευ λόγου καὶ δικαίας 36
αἰτίας οὔτε τόθ' οὕτως εἶχον ἑτοίμως πρὸς ἐλευθερίαν
οἱ Ἕλληνες οὔτε νῦν πρὸς τὸ δουλεύειν. ἦν τι τότ', ἦν
ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις, ὃ
νῦν οὐκ ἔστιν, ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ
ἐλευθέραν ἦγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς
μάχης οὐδεμιᾶς ἡττᾶτο, νῦν δ' ἀπολωλὸς ἅπαντα λελύμανται
καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα.
τί οὖν ἦν τοῦτο; οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλ' ὅτι τοὺς 37
παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα
χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, καὶ χαλεπώτατον
ἦν τὸ δωροδοκοῦντ' ἐλεγχθῆναι, καὶ τιμωρίᾳ μεγίστῃ
τοῦτον ἐκόλαζον, καὶ παραίτησις οὐδεμί' ἦν οὐδὲ συγγνώμη.
τὸν οὖν καιρὸν ἑκάστου τῶν πραγμάτων, ὃν ἡ τύχη καὶ 38
τοῖς ἀμελοῦσι κατὰ τῶν προσεχόντων καὶ τοῖς μηδὲν ἐθέλουσι
ποιεῖν κατὰ τῶν πάνθ' ἃ προσήκει πραττόντων πολλάκις II 23
121 παρασκευάζει, | οὐκ ἦν πρίασθαι παρὰ τῶν λεγόντων
οὐδὲ τῶν στρατηγούντων, οὐδὲ τὴν πρὸς ἀλλήλους
ὁμόνοιαν, οὐδὲ τὴν πρὸς τοὺς τυράννους καὶ τοὺς βαρβάρους
ἀπιστίαν, οὐδ' ὅλως τοιοῦτον οὐδέν. νῦν δ' 39
ἅπανθ' ὥσπερ ἐξ ἀγορᾶς ἐκπέπραται ταῦτα, ἀντεισῆκται
δ' ἀντὶ τούτων ὑφ' ὧν ἀπόλωλε καὶ νενόσηκεν ἡ Ἑλλάς.

---

1 *τὸ αἴτιον* Aristid. IX 347 W. *ταἴτιον* Dobree | *τούτων* AY Arist. 2 *τόθ'*] *τοῦθ'* F¹ 3 *ἅπαντες οἱ* FAY 7 *οὐδεμιᾶς* om. Arist. IX 353 W. 8 *πάντα τὰ* S Arist.: *τὰ τῶν Ἑλλήνων* FY *πάντα τὰ τῶν Ἑλλήνων* A 9 *οὐδὲν .. ὅτι* om. S¹Y Arist. p. 347. 353 add. S rec. FA (omisso *ὅτι*) 10 *ἄρχειν ἀεὶ* S rec. FAY | *ἢ καὶ* FY 12 *ἐξελεγχθῆναι* FAY 13 *καὶ παραίτησις .. συγγνώμη* om. S¹Y add. S rec. FA 15 *προσεχόντον* S¹ | *καὶ τοῖς .. πραττόντων* om. S¹Y add. S rec. FA e IV 5. II 23 19 *καὶ βαρβάρους* A 20 *τοιοῦτον* S: *τῶν τοιούτων* FAY 21 *ἐκπέπρακται* S¹ pap.¹ Fay. | *τουθ.* pap.¹ | *αν[επεισηκται* (?) pap. 22 *απολωλεναι* pap.¹

ταῦτα δ' ἐστὶν τί; ζῆλος, εἴ τις εἴληφέν τι· γέλως, ἂν
ὁμολογῇ· συγγνώμη τοῖς ἐλεγχομένοις· μῖσος, ἂν τούτοις
τις ἐπιτιμᾷ· τἄλλα πάνθ' ὅσ' ἐκ τοῦ δωροδοκεῖν ἤρτηται.
40 ἐπεὶ τριήρεις γε καὶ σωμάτων πλῆθος καὶ χρημάτων
πρόσοδοι καὶ τῆς ἄλλης κατασκευῆς ἀφθονία, καὶ τἄλλ'
οἷς ἄν τις ἰσχύειν τὰς πόλεις κρίνοι, νῦν ἅπασι καὶ
πλείω καὶ μείζω ἐστὶ τῶν τότε πολλῷ. ἀλλὰ ταῦτ' ἄχρη-
στα, ἄπρακτα, ἀνόνητα ὑπὸ τῶν πωλούντων γίγνεται.

41 Ὅτι δ' οὕτω ταῦτ' ἔχει, τὰ μὲν νῦν ὁρᾶτε δήπου καὶ
οὐδὲν ἐμοῦ προσδεῖσθε μάρτυρος· τὰ δ' ἐν τοῖς ἄνωθεν
χρόνοις ὅτι τἀναντί' εἶχεν ἐγὼ δηλώσω, οὐ λόγους
ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν προγόνων τῶν ὑμε-
τέρων ἐκεῖνοι κατέθεντ' εἰς στήλην χαλκῆν γράψαντες
εἰς ἀκρόπολιν, οὐχ ἵν' αὐτοῖς ᾖ χρήσιμα (καὶ γὰρ ἄνευ τού-
των τῶν γραμμάτων τὰ δέοντ' ἐφρόνουν), ἀλλ' ἵν' ὑμεῖς ἔχηθ'
ὑπομνήματα καὶ παραδείγματα, ὡς ὑπὲρ τῶν τοιούτων σπου-
42 δάζειν προσήκει. τί οὖν λέγει τὰ γράμματα; „Ἄρθμιος“ φησὶν
„Πυθώνακτος Ζελείτης ἄτιμος καὶ πολέμιος τοῦ δήμου
τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸς καὶ γένος.“ εἶθ'
ἡ αἰτία | γέγραπται, δι' ἣν ταῦτ' ἐγένετο· „ὅτι τὸν χρυ- 122

2 συγγνώμη τοῖς ἐλεγχομένοις om. S^1 pap.^{1} add. S rec. FAY συγγ. τ. ελ εν τουτοις add. pap.^{2} s. v. 5 πρόσοδοι om. S^1 pap. add. S rec. Y πρόσοδο$\overset{ς}{ι}$ F πρόσοδος A | παρασκευῆς A 6 κρῖναι A | ἅπασι SA: ἅπαντ$\overset{σι}{α}$ F ἅπαντα Y 7 μείζον' Benseler | ἀλλὰ ταῦτ' S: ἀλλ' ἅπαντα ταῦτ' FY ἀλλὰ ταῦτα πάντα A 8 ἀνώνητα S^1 10 προσδεῖσθαι A^1 11 τἀναντία τούτων FA 12 ὑμετέρων S Arist. IX 354 W.: ὑμετέρων δεικνύων S rec. FAY 14 sqq. οὐχ ἵν' .. γράμματα om. S^1 add. S rec. mg. FAY 15 ἔχηται S mg. 16 παραδείγματα καὶ ὑπομν. S mg. 17 ἀρίθμιος SA 18 Πυθώνακτος Dindorf: ὁ πυθώνακτος SFAY | ὁ ζελείτης AY | ἄτιμος SY^1: ἄτιμος ἔστω S rec. FAY corr. 19 τοῦ ἀθην. SA: τῶν ἀθην. FY 20 γέγραπται SA: προσγέγραπται FY | ταῦτ' SA: $\overset{α}{τ}$οῦτ' F τοῦτ' Y

σὸν τὸν ἐκ Μήδων εἰς Πελοπόννησον ἤγαγε.“ ταῦτ’
ἐστὶ τὰ γράμματα. λογίζεσθε δὴ πρὸς θεῶν, τίς ἦν ποθ’ 43
ἡ διάνοια τῶν Ἀθηναίων τῶν τότε ταῦτα ποιούντων, ἢ
τί τὸ ἀξίωμα. ἐκεῖνοι Ζελείτην τινά, Ἄρθμιον, δοῦλον
βασιλέως (ἡ γὰρ Ζέλειά ἐστι τῆς Ἀσίας), ὅτι τῷ δεσπότῃ
διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, οὐκ Ἀθήναζε,
ἐχθρὸν αὐτῶν ἀνέγραψαν καὶ τῶν συμμάχων αὐτὸν
καὶ γένος, καὶ ἀτίμους. τοῦτο δ’ ἐστὶν οὐχ ἣν οὑτωσί 44
τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων
κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλ’ ἐν τοῖς φονικοῖς
γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ [δίκας] φόνου δικάσασθαι,
ἀλλ’ εὐαγὲς ᾖ τὸ ἀποκτεῖναι, „καὶ ἄτιμος“ φησὶν
„τεθνάτω“. τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τιν’
ἀποκτείναντ’ εἶναι. οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων 45
τῶν Ἑλλήνων σωτηρίας αὐτοῖς ἐπιμελητέον εἶναι· οὐ
γὰρ ἂν αὐτοῖς ἔμελεν εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται
καὶ διαφθείρει, μὴ τοῦθ’ ὑπολαμβάνουσιν· ἐκόλαζον
δ’ οὕτω καὶ ἐτιμωροῦνθ’ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας
ποιεῖν. ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν
τῷ βαρβάρῳ φοβερά, οὐχ ὁ βάρβαρος τοῖς Ἕλλησιν. ἀλλ’
οὐ νῦν· οὐ γὰρ οὕτως ἔχεθ’ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτ’

1 τῶν μήδων FAY | ἤγαγεν οὐκ ἀθήναζε FAY mg. 2 δὴ] δεῖ A | πρὸς θεῶν S: πρὸς διὸς καὶ θεῶν καὶ θεωρεῖτε παρ’ ὑμῖν αὐτοῖς FA (om. καὶ θεωρεῖτε) Y (om. διὸς καὶ) 3 ἀθηναίων τῶν τότε SA: τότε ἀθηναίων τῶν FY 4 ἀρίθμιον SA 8 ἀτίμους εἶναι FA ἣν ἂν οὑτωσί τις FY 9 τῶν ἀθηναίων κοινῶν εἰ S^1 Harpocr. s. ἄτιμος: τοῦτ’ ἔμελεν (ἔμελλεν Y^1) εἰ τῶν ἀθήνησι κοινῶν S rec. FAY 10 ἔμελλεν S Harp.: ἔμελλεν; ἀλλ’ οὐ τοῦτο λέγει S rec. FAY | φοινικοῖς S^1 11 ἄν τις S rec. | διδῶι AY^1 Harp. c. AF: δίκας add. SFY^2 mg. δίκην Harp. c. B/C | δικᾶσθαι S^1 12 ἀλλ’ . . ἀποκτεῖναι om. S^{1}Y^1 Harp. 13 τὸν] τῶν A^{1}Y^1 14 ἁπάντων FY 16 εἴ s. v. Y^1 17 καὶ SA: ἢ FY | εἰ μὴ S sed ει videtur erasum 18 οὓς ἂν FA | αἴσθοιντο δωροδοκοῦντας FAY

46 *οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς; ἴστ' αὐτοί· τί γὰρ δεῖ περὶ*
πάντων ὑμῶν κατηγορεῖν; παραπλησίως δὲ καὶ οὐδὲν βέλτιον
| ὑμῶν καὶ πάντες οἱ λοιποὶ Ἕλληνες· διόπερ φήμ' ἔγωγε 123
καὶ σπουδῆς πολλῆς καὶ βουλῆς ἀγαθῆς τὰ παρόντα πράγματα
προσδεῖσθαι. τίνος; εἴπω κελεύετε; καὶ οὐκ ὀργιεῖσθε;

[ΕΚ ΤΟΥ ΓΡΑΜΜΑΤΕΙΟΥ ΑΝΑΓΙΓΝΩΣΚΕΙ]

47 *Ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι*
βουλομένων τὴν πόλιν, ὡς ἄρ' οὔπω Φίλιππός ἐστιν
οἷοί ποτ' ἦσαν Λακεδαιμόνιοι, οἳ θαλάττης μὲν ἦρχον
καὶ γῆς ἁπάσης, βασιλέα δὲ σύμμαχον εἶχον, ὑφίστατο
δ' οὐδὲν αὐτούς· ἀλλ' ὅμως ἠμύνατο κἀκείνους ἡ πόλις
καὶ οὐκ ἀνηρπάσθη. ἐγὼ δ' ἁπάντων ὡς ἔπος εἰπεῖν
πολλὴν εἰληφότων ἐπίδοσιν καὶ οὐδὲν ὁμοίων ὄντων τῶν
νῦν τοῖς πρότερον, οὐδὲν ἡγοῦμαι πλέον ἢ τὰ τοῦ πολέμου
48 *κεκινῆσθαι καὶ ἐπιδεδωκέναι. πρῶτον μὲν γὰρ ἀκούω*
Λακεδαιμονίους τότε καὶ πάντας τοὺς ἄλλους τέτταρας
μῆνας ἢ πέντε, τὴν ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ
κακώσαντας τὴν χώραν ὁπλίταις καὶ πολιτικοῖς στρατεύ-

---

1 sqq. *ἴστ' αὐτοί· ... προσδεῖσθαι. τίνος;* om. S^1 add. S corr. FAY Alteram esse recensionem multis persuaserunt Spengel et Weil, quam ut cum altera coniungeret grammaticum aliquem inseruisse *τίνος;* 2 *καὶ παραπλησίως* FY 3 *καὶ πάντες* A: *καὶ ἅπαντες* F *ἅπαντες* S mg. Y 4 *καὶ* ante *σπουδῆς* om. A | *πολλῆς σπουδῆς τὰ παρόντα πράγματα προσδεῖσθαι καὶ βουλῆς ἀγαθῆς* A 5 *ὀργίζεσθε* A 6 ΕΚ ... ΑΝΑΓΙΓΝΩΣΚΕΙ SF (*ἀνάγνωσις γραμματείου* in mg.) Y (*ἀναγινώσκετε* Y^2): om. O del. Voemel *ἐκ τοῦ γραμματείου ἀναγίνωσκε.* ΑΝΑΓΝΩΣΙΣ ΓΡΑΜΜΑΤΕΙΟΥ A 8 *τὴν πόλιν βουλομένων* A 9 ante *οἷοί* add. *τοιοῦτος* FY *τηλικοῦτος* A 11 *οὐδὲν* SY: $\overset{\text{εις}}{\text{οὐδὲν}}$ F *οὐδεὶς* A *γρ.* Y^2 12 *πάντων* A 15 *ὑποδεδωκέναι* Y^2 16 *ἄλλους* SFY: *Ἕλληνας γρ.* S rec. *γρ.* FA *γρ.* Y 17 post *αὐτὴν* add. *στρατεύεσθαι καὶ τοῦτον τὸν χρόνον* S rec. A *γρ.* Y | *ἂν* SA *γρ.* Y: om. FY^1 18 *κακώσαντας*] *ακ* in ras. *ω* ex *α* factum *σ* postea add. A | *τὴν τῶν ἀντιπάλων χώραν* S rec. FAY

μασιν ἀναχωρεῖν ἐπ' οἴκου πάλιν· οὕτω δ' ἀρχαίως εἶ-
χον, μᾶλλον δὲ πολιτικῶς, ὥστ' οὐδὲ χρημάτων ὠνεῖσθαι
παρ' οὐδενὸς οὐδέν, ἀλλ' εἶναι νόμιμόν τινα καὶ προ-
φανῆ τὸν πόλεμον. νυνὶ δ' ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα 49
τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δ' ἐκ παρατάξεως
οὐδὲ μάχης γιγνόμενον· ἀκούετε δὲ Φίλιππον οὐχὶ τῷ
φάλαγγ' ὁπλιτῶν ἄγειν βαδίζονθ' ὅποι βούλεται, ἀλλὰ
τῷ ψιλούς, ἱππέας, τοξότας, ξένους, τοιοῦτον ἐξηρτῆσθαι
στρατόπεδον. ἐπειδὰν δ' ἐπὶ τούτοις πρὸς νοσοῦντας ἐν 50
124 αὐτοῖς | προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας δι' ἀπιστίαν
ἐξίῃ, μηχανήματ' ἐπιστήσας πολιορκεῖ. καὶ σιωπῶ θέρος
καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδ' ἔστ' ἐξαίρετος ὥρα
τις ἣν διαλείπει. ταῦτα μέντοι πάντας εἰδότας καὶ λογι- 51
ζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν,
οὐδ' εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους
πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλ' ὡς ἐκ πλεί-
στου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς,
ὅπως οἴκοθεν μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλα-
κέντας διαγωνίζεσθαι. πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει 52
πλεονεκτήμαθ' ἡμῖν ὑπάρχει, ἄνπερ ὦ ἄνδρες Ἀθηναῖοι

2 δὲ om Y^1 4 νῦν A | δήπου] ἄν που Y^1 5 οὐδ' ἐκ Y 7 φάλαγγας FAY 8 ἐξηρτῆσθαι SF^1 (?): ἐξηρτύσθαι F corr. (υ in ras.) AY ἐξαρτύεσθαι γρ. S mg. 9 δ' ἐπὶ S (πὶ in ras. ab alia m. et punctis del.): δὲ τούτοις FY^1 δὲ τούτοις κρατῶν S rec. AY corr. 10 αὐτοῖς καὶ τεταραγμένους S rec. A 11 ἐξήιει A ἐξείη Y | πολιορκηι S 12 οὐδὲν αὐτῶι AY^2 mg. | ὥρα] χώρα A 13 sq. εἰδότας καὶ λογιζομένους οὐ δεῖ SA: εἰδότας δεῖ καὶ λογιζομένους μὴ FY 14 προσέσθαι S: προέσθαι FY προσδέχεσθαι A 15 οὐδ' SA: $\overset{μη}{\text{οὐδ'}}$ F μηδ' Y | μηδ' εἰς τὴν om. Y^1 | πρὸς τοὺς A 18 ὅπως] πως in ras. A | κινήσεται A: κινήσηται S κινήσ$\overset{ε}{η}$ται F κινήσετε Y | συμπλεκέντας A 20 ὑμῖν SA

ποιεῖν ἐθέλωμεν ἃ δεῖ, ἡ φύσις τῆς ἐκείνου χώρας, ἧς
ἄγειν καὶ φέρειν ἔστιν πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα
μυρία· εἰς δ' ἀγῶν' ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.
53 Οὐ μόνον δὲ δεῖ ταῦτα γιγνώσκειν, οὐδὲ τοῖς ἔργοις
ἐκεῖνον ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ
καὶ τῇ διανοίᾳ τοὺς παρ' ὑμῖν ὑπὲρ αὐτοῦ λέγοντας
VIII 61 μισῆσαι, ἐνθυμουμένους ὅτι οὐκ ἔνεστι τῶν τῆς πόλεως
ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσηθ'
54 ὑπηρετοῦντας ἐκείνοις. ὃ μὰ τὸν Δία καὶ τοὺς ἄλλους
θεοὺς οὐ δυνήσεσθ' ὑμεῖς ποιῆσαι, ἀλλ' εἰς τοῦτ'
ἀφῖχθε μωρίας ἢ παρανοίας ἢ οὐκ ἔχω τί λέγω (πολλάκις
γὰρ ἔμοιγ' ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι, μή τι
δαιμόνιον τὰ πράγματ' ἐλαύνῃ), ὥστε λοιδορίας, φθόνου,
σκώμματος, ἧστινος ἂν τύχηθ' ἕνεκ' αἰτίας ἀνθρώπους
μισθωτούς, ὧν οὐδ' ἂν ἀρνηθεῖεν ἔνιοι, ὡς οὐκ εἰσὶ τοιοῦτοι,
λέγειν κελεύε|τε, καὶ γελᾶτε, ἄν τισι λοιδορηθῶσιν. 125
55 καὶ οὐχί πω τοῦτο δεινόν, καίπερ ὂν δεινόν· ἀλλὰ καὶ
μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις
ἢ τοῖς ὑπὲρ ὑμῶν λέγουσι. καίτοι θεάσασθ' ὅσας συμφορὰς
παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι.
λέξω δ' ἔργ' ἃ πάντες εἴσεσθε.
56 Ἦσαν ἐν Ὀλύνθῳ τῶν ἐν τοῖς πράγμασιν τινὲς μὲν
Φιλίππου καὶ πάνθ' ὑπηρετοῦντες ἐκείνῳ, τινὲς δ' οἱ τοῦ

1 ἐθέλομεν A | ἧς] ἡ S^1 2 ἔστιν πολλὴν] εἰς τὴν πόλιν S^1 4 δεῖ ταῦτα] ταῦτα χρὴ A 5 πολέμου χρὴ A 6 $\overset{υ}{\text{ἡ}}$μῖν F ἡμῖν Y 7 μισεῖν Y^2, coni. Blass coll. VIII 61. 76. XIX 87. 258. 289. XXIV 110. 196. 218 | τῶν ἔξω F A cf. VIII 61 9 ἐκείνωι FAY | ὃ] οὐ A 10 δυνήσεσθε S: δύνασθε FAY | ποιῆσαι οὐδὲ βούλεσθε S rec. FY 13 ἐλαύνει FAY | ἢ φθόνου ἢ FAY φόνου S 14 ἕνεκ' om. FY 17 τοῦτό πω FY 19 ἡμῶν Y^1 20 ἀκροᾶσθαι SFY: ἀκούειν A 21 ἴσεσθε A^1 23 φιλίππου SY^1: τὰ φιλίππου φρονοῦντες S rec. FAY^2 | δ' οἱ S: δὲ FAY

βελτίστου καὶ ὅπως μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες.
πότεροι δὴ τὴν πατρίδ' ἐξώλεσαν; ἢ πότεροι τοὺς
ἱππέας προὔδοσαν, ὧν προδοθέντων Ὄλυνθος ἀπώλετο;
οἱ τὰ Φιλίππου φρονοῦντες καί, ὅτ' ἦν ἡ πόλις, τοὺς τὰ
βέλτιστα λέγοντας συκοφαντοῦντες καὶ διαβάλλοντες οὕτως,
ὥστε τόν γ' Ἀπολλωνίδην καὶ ἐκβαλεῖν ὁ δῆμος ὁ
τῶν Ὀλυνθίων ἐπείσθη.

Οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα 57
κάκ' ἠργάσατο, ἄλλοθι δ' οὐδαμοῦ· ἀλλ' ἐν Ἐρετρίᾳ,
ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων ὁ δῆμος
εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν, οἱ μὲν ἐφ' ὑμᾶς
ἦγον τὰ πράγματα, οἱ δ' ἐπὶ Φίλιππον. ἀκούοντες δὲ
τούτων τὰ πολλὰ μᾶλλον οἱ ταλαίπωροι καὶ δυστυχεῖς
Ἐρετριεῖς, τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὐτῶν λέγοντας
ἐκβάλλειν. καὶ γάρ τοι πέμψας Ἱππόνικον ὁ σύμμαχος 58
αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους τὰ τείχη περιεῖλε
τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον,
Αὐτομέδοντα, Κλείταρχον· καὶ μετὰ ταῦτ' ἐξελήλακεν
ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι,
126 τότε μὲν πέμ|ψας τοὺς μετ' Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς
μετὰ Παρμενίωνος.

Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλ' ἐν Ὠρεῷ Φιλιστίδης 59
μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ
Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ

---

1 δουλεύσουσιν F² Y: δουλεύσωσιν SF¹A 2 ἐξώλεσαν S: $\overset{\text{εξ}}{\text{ἀπώλεσαν}}$ F ἀπώλεσαν AY 8 μόνον S: μόνοις FAY μὲν Cobet 10 ἐπειδή γε FY 13 μᾶλλον S¹: μᾶλλον δὲ τὰ πάντα S rec. A μᾶλλον δὲ πάντα FY 15 ἐκβάλλειν S: ἐκβαλεῖν FAY | πέμψας] ς in ras. A | ὁ om. S¹ | σύμμαχος καὶ φίλος S rec. FY ex § 12? 20 sq. τότε ... Παρμενίωνος add. S rec. FAY

ταῦτ' ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ
παρ' ἡμῖν ποτ' ἐνθάδ' οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς
60 δοῦλοι ἔσονται. οὗτος τὰ μὲν ἄλλ' ὡς ὑβρίζετο
καὶ προὐπηλακίζεθ' ὑπὸ τοῦ δήμου, πόλλ' ἂν εἴη λέγειν·
ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην
τὸν Φιλιστίδην καὶ τοὺς μετ' αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν.
συστραφέντες δ' ἄνθρωποι πολλοὶ καὶ χορηγὸν
ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν
Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν
61 πόλιν. ὁρῶν δὲ ταῦθ' ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ
τῷ μὲν βοηθεῖν, τοὺς δ' ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ
ὠργίζετο, τὸν δ' ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν.
μετὰ ταῦθ' οἱ μὲν ἐπ' ἐξουσίας ὁπόσης ἠβούλοντ'
ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο
τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ
κατεπέπληκτο, τὸν Εὐφραῖον οἷ' ἔπαθεν μεμνημένοι.
οὕτω δ' ἀθλίως διέκειντο, ὥστ' οὐ πρότερον ἐτόλμησεν
οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν
διασκευασάμενοι πρὸς τὰ τείχη προσῆσαν οἱ πολέμιοι·
62 τηνικαῦτα δ' οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν. τῆς πόλεως
δ' οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ |
τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον 127
ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες,
τοὺς δ' ἀποκτείναντες, ὁ δ' Εὐφραῖος ἐκεῖνος ἀπέ-

2 ὑμῖν FAY 3 ἔσονται δοῦλοι Benseler 4 δήμου SY^{1}: δήμου τοῦ τῶν ὠρειτῶν FA δήμου τῶν ὠρειτῶν Y^{2} 8 τὸν φίλιππον A | πρυτανευόμενοι παρ' ἐκείνου S rec. FAY 10 τοῦ τῷ] τούτου Y^{1} 11 ἀποτυπανίσαι S^{1} γρ. FY^{1} cf. VIII 61 12 ἐπιτήδειον εἶναι FAY 13 sq. ἠβούλοντο . . πόλις om. A^{1} add. A^{2} 14 εἴσπραττον S 16 μεμνημένος AY 17 διέκειντο τῶι φόβωι AY corr. 20 ἠμύναντο AY^{2} | πόλεως δ' AY^{2}: πόλεως Y^{1} δὲ πόλεως δ' S^{1} (δ' nunc erasum) δὲ πόλεως F 22 ἑαυτοὺς S: αὐτοὺς FA αὑτοὺς Y

σφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ
καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.

Τί οὖν ποτ' αἴτιον, θαυμάζετ' ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους 63
καὶ τοὺς Ἐρετριᾶς καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς
τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν;
ὅπερ καὶ παρ' ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου
λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν
οὐδὲν εἰπεῖν (τὰ γὰρ πράγματ' ἀνάγκη σκοπεῖν ὅπως
σωθήσεται)· οἱ δ' ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.
εἰσφέρειν ἐκέλευον, οἱ δ' οὐδὲν δεῖν ἔφασαν· 64
πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ' ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν.
τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ',
ἵνα μὴ καθ' ἕκαστα λέγω· οἱ μὲν ἐφ' οἷς χαριοῦνται,
ταῦτ' ἔλεγον, οἱ δ' ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ
δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως οὔτε πρὸς χάριν οὔτε δι'
ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλ' ὑποκατακλινόμενοι,
ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον. ὃ νὴ τὸν Δία καὶ 65
τὸν Ἀπόλλω δέδοικ' ἐγὼ μὴ πάθηθ' ὑμεῖς, ἐπειδὰν
εἰδῆτ' ἐκλογιζόμενοι μηδὲν ὑμῖν ἐνόν. καίτοι μὴ γένοιτο

---

1 ὅτι καὶ SY: ὅτι FA 2 ἀνθιστήκει S^{1}A^{1} 3 ποτ' αἴτιον] τὸ αἴτιον A ποτε ταἴτιον Dobree, cf. § 36 | τὸ SAFY^{1}: τοῦ Y corr. 4 Ἐρετριᾶς Cobet: ἐρετριεῖς SFAY 5 αὐτῶν SA ἑαυτῶν FY 6 ὑμῖν νῦν ἐστίν γρ. FAY^{2} 11 ἐγκατελείφθησαν S corr. 13 ἕκαστον A | οἷς ἤδη FAY^{2} 14 ἔλεγον καὶ ἐλύπουν οὐδέν AY^{3} mg. | σωθήσεσθαι προσῆσαν δ' ἀπέχθειαι S rec. mg. AY^{3} mg. 15 οὔτε πρὸς χάριν οὔτε F^{1}AY: οὐδὲ πρὸς χάριν οὐδὲ SF s. v. prius οὐδὲ om. L | post alterum οὔτε eras. πρὸς Y 16 προσίεντο SF: προΐεντο Y^{1} προεῖντο ἑαυτοὺς A γρ. Y^{3} 18 ἔγωγε FY 19 ἴδητε γρ. FY^{1} | ἐκλογιζόμενοι S: ἐκ λογισμοῦ FY^{1} λογιζόμενοι AY^{2} ἐν ὑμῖν S ἔθ' ὑμῖν Franke | post ἐνόν add. καὶ τοὺς εἰς τοῦθ' ὑπάγοντας ὑμᾶς ὁρῶν οὐκ ὀρρωδῶ, ἀλλὰ δυσωποῦμαι· ἢ γὰρ ἐξεπίτηδες ἢ (οὐ L. Spengel) δι' ἄγνοιαν εἰς χαλεπὸν πρᾶγμα ὑπάγουσι τὴν πόλιν S rec. mg. AY^{3} mg., cf. Harpocr. s. δυσωποῦμαι et ὑπάγουσιν

*μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ πράγματ' ἐν τούτῳ· τεθνάναι
δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου
καὶ | προέσθαι τῶν ὑπερ ὑμῶν λεγόντων τινάς. καλήν γ' οἱ* 128
*πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς
Φιλίππου φίλοις ἐπέτρεψαν αὐτούς, τὸν δ' Εὐφραῖον ἐώθουν·*
66 *καλήν γ' ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς μὲν ὑμετέρους
πρέσβεις ἀπήλασεν, Κλειτάρχῳ δ' ἐνέδωκεν αὐτόν·
δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι. καλῶς
Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον*
67 *χειροτονησάντων, τὸν δ' Ἀπολλωνίδην ἐκβαλόντων. μωρία καὶ
κακία τὰ τοιαῦτ' ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ
μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν
ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι
πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε ⟨μηδέν⟩, μηδ' ἂν ὁτιοῦν*
68 *ᾖ, δεινὸν πείσεσθαι. καὶ μὴν ἐκεῖνό γ' αἰσχρόν, ὕστερόν
ποτ' εἰπεῖν· „τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν
Δί', ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.“
πόλλ' ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότ' εἰ
προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλ' ἂν Ὠρεῖται, πολλὰ
Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι. ἀλλὰ τί τούτων*
69 *ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον*

---

1 *μὲν* om. FY | *ὦ ἄ. Ἀθ.*] *ὡς* S 2 *δὲ* S: *γὰρ* FAY | *κολακία* A | *φιλίππου* S^{1}: *φιλίππῳ* S rec. AY *φιλίππ*$\overset{\text{ου}}{\text{ῳ}}$ F 3 *καὶ . . . τινάς* add. FAY | *ἡμῶν* F^{1} *ὑμῶν αὐτῶν* A | *τινά* A 5 *ἐώθουν* SFY^{1}: *ἐμίσουν* A *γρ.* Y^{2} 6 *ὁ τῶν ἐρετριέων* A | *μὲν ὑμετέρους* S: *μὲν ἡμετέρους* A *ὑμετέρους μὲν* FY 7 *ἑαυτὸν* A 8 *σφαττόμενοι* SA *γρ.* Y^{2}: *στρεβλούμενοι γρ.* S rec. FY^{1} 9 *λασθένην* AY^{2} cf. VIII 40: *λασθένη* SFY^{1} 11 *καὶ* ante *κακῶς* om. FY | *βουλευομένους αὐτοὺς* FA 14 *μηδέν* add. Seager 14 sq. *ὅτι οὖν ἂν δεινὸν* A 15 *κἀκεῖνο* A 16 *εἰπεῖν συμβάντος τινός* FAY | *ἂν* s. v. A^{1} | *οἰηθῆι* Y^{1} 17 *τὸ* ante *ποιῆσαι* om. Y^{1} 21 *ἕως* SFY^{1} Hermog. III 251 W. (270, 22 R.). 342 (357, 14): *ἕως γὰρ* AY corr.

ἄν τ' ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην
καὶ πάντ' ἄνδρ' ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθ'
ἑκὼν μήτ' ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι·
ἐπειδὰν δ' ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή. καὶ 70
ἡμεῖς τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν
μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον,
τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται.
129 ἐγὼ νὴ Δί' ἐρῶ, | καὶ γράψω δέ, ὥστ' ἂν βούλησθε χειροτονήσετε.
αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι,
τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω (καὶ
γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι,
ἡμῖν γ' ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον), ταῦτα δὴ 71
πάντ' αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ
τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας
ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς
Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων
ἀφέστηκεν τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι),
ἵν' ἂν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ
τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γ' ἐμποιῆτε
τοῖς πράγμασιν. ἐπειδὴ γάρ ἐστιν πρὸς ἄνδρα καὶ οὐχὶ 72
συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος, οὐδὲ τοῦτ' ἄχρηστον,

---

2 πάντ' ἄνδρα SFY Hermog.: πάντας A | ἑξῆς προθύμους SA Hermog.: ἐφεξῆς πρόθυμον FY | πρόθυμον Herm. 342 (357, 16) 3 ἀνατρέψει G. H Schaefer: ἀνάτρεψῃ SFAY 7 ποιοῦμεν S rec. AY^2 | ἴσως punctis del. F om. Y | ἐρωτήσας Cobet: ἐρωτήσων SFAY ἂν ἐρωτῶν Stahl 8 ἐὰν A | χειροτονήσατε A 10 τριήρεσι χρήμασι FY 11 δουλεύειν δήπου FY 12 ὑμῖν FA | γ' om. Y 13 αὐτοὶ om. FY | παρεσκευασμένοι SA: παρασκευασάμενοι FY | φανερὰ S^1: φανερὰ τοῖς ἕλλησι S rec. A τοῖς ἕλλησι φανερὰ FY 14 τοῖς ἄλλοις S rec. | παραδῶμεν S^1 15 ἐκπέμπομεν A 15 sqq. πανταχοῖ ... καταστρέψασθαι add. S rec. FAY | πανταχοῖ (?) Y corr. O: πανταχοῦ S mg. FAY^1 16 χίον . ῥόδον Y 18 ἐὰν F 19 μὴι F

οὐδ᾽ αἱ πέρυσι πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι
καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ
καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν,
καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτ᾽ ἐπ᾽ Ἀμβρακίαν
73 *ἐλθεῖν μήτ᾽ εἰς Πελοπόννησον ὁρμῆσαι. οὐ μέντοι λέγω*
μηδὲν αὐτοὺς ὑπὲρ αὐτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν,
τοὺς ἄλλους παρακαλεῖν· καὶ γὰρ εὔηθες τὰ οἰκεῖ᾽ αὐτοὺς
προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ
τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους
φοβεῖν. οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ
χρήματ᾽ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλ᾽ ὅσ᾽ ἀξιοῦσι
ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, | τοὺς δ᾽ ἄλλους Ἕλληνας 130
συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν· ταῦτ᾽
74 *ἐστὶ πόλεως ἀξίωμ᾽ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει. εἰ δ᾽*
οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας, ὑμεῖς
δ᾽ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε· ἀγαπητὸν
γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις. ἀλλ᾽
ὑμῖν τοῦτο πρακτέον· ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας
III 36 *ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων.*
75 *εἰ δ᾽ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ*
ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ
μή ποθ᾽ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχ᾽ ὅπως μὴ

---

1 ⟨*αἱ*⟩ *περὶ* Reiske 2 *βέλτιστος καὶ κλειτόμαχος καὶ λυκοῦργος ἐκεῖνος καὶ ἡγήσιππος* A *γρ.* Y^{3} mg. 4 *ἀμβρικίαν* F 5 *εἰς*] *ἐς* F om. Y^{1} 7 *οἰκία* A^{1} 8 *προεμένους* SFY^{1} 10 *οὐ*] *οὐδε* A | $\overset{\text{το}}{\text{τοῖς}}$ F *τὸ* Y^{1} 12 *τοὺς δ᾽ ἄλλους* SFY^{1}: *καὶ πρώτους ἃ χρὴ ποιοῦντας τότε καὶ τοὺς ἄλλους* A *γρ.* Y^{3} mg. 14 *ἀξιώματα* A^{1} 16 *ἀποδράσεσθαι* SA^{2}: *ἀποδράσεσθε* FA^{1} (prior *α* in ras. ex *υ* (?) facta) Y 17 *ἂν* FAY | *σώζονται* Y | *ἑκάστοις* Cobet: *ἕκαστοι* SFAY 18 *τὸ γέρας* om. Y^{1} add. Y rec. 19 *καὶ καλῶν* ante *καὶ μεγάλων* add. S rec. FA (*κακῶν*? A^{1}) Y cf. III 36 20 *ἃ* A 21 *ποιήσει* S corr. a pr. m. FA: *ποιήσηι* S^{1}Y | *οὐδὲ* SFY: *οὐ* A 22 *εὑρήσει* A

πάνθ' ἅμ' ὅσ' οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.

Ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ 76 *νῦν ἔτ' ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τι τούτων βέλτιον, λεγέτω καὶ συμβουλευέτω. ὅ τι δ' ὑμῖν δόξει, τοῦτ' ὦ πάντες θεοὶ συνενέγκοι.*

---

1 *ἅμα* om. FAY | *βολόμεθα* SY^1 | *γενήσεται* FY: *γένηται* SA cf. VIII 53 | post *γενήσεται* add. *εἰ γὰρ ἦσαν εὕρηντ' ἂν πάλαι, ἕνεκά γε τοῦ μηδὲν ὑμᾶς* (*ἡμᾶς* Y) *αὐτοὺς ποιεῖν ἐθέλειν, ἀλλ' οὐκ εἰσίν* AY^3 mg.; quae post *ποιήσοντας* p. 150, 22 collocanda esse censuit G. H. Schaefer 3 *οἴομαι*] *νομίζω* A 4 *πάντα τὰ πράγματα* AY^2 5 *ἔχει* S^1 (corr. eadem *ἔχηι*) | *τι τούτων* A: *τούτων* SF *τούτων τι* Y | *βέλτιον* SAY corr.: *βελτίω* FY^1 6 *δόξει* S^1 (corr. eadem *δόξηι*): *δόξειε* FAY | *συνενέγκαι* AY^2

In S subscriptum

ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Γ̄
ΓΗ ΓΔ (𐅅 𐅄 m. rec.) Δ̄ Δ̄ Δ̄

in F

ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ
Π Π Δ̄ Δ̄ Δ̄
Η Δ

in Y

𐅅 𐅄 Δ Δ Δ ΚΑΤΑ ΦΙΛΊΠΠΟΥ Γ̄

9 XI 14

X

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Δ

ΥΠΟΘΕΣΙΣ

Καὶ οὗτος ⟨ὁ λόγος⟩ τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ φθάνοντι
καὶ πλέον οὐδὲν οὐδ' ἴδιον, πλὴν τὸ περὶ τῆς ὁμονοίας πολί-
τευμα· διαφερομένων γὰρ τῶν πλουσίων πρὸς τοὺς πένητας,
ὁ Δημοσθένης καταπαύειν πειρᾶται τὴν | στάσιν, τῷ μὲν δήμῳ **131**
παραινῶν μὴ δημεύειν τὰς τῶν πλουσίων οὐσίας, τοῖς δὲ πλου-
σίοις μὴ φθονεῖν τοῖς ἀπόροις τοῦ δημοσίου λήμματος. πείθει
δὲ τοὺς Ἀθηναίους καὶ πρὸς τὸν Περσῶν βασιλέα περὶ συμ-
μαχίας πρεσβεύεσθαι.

Is. VIII 1 *Καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῇ πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν. οὐκ ὀλίγων δ' ὄντων ἁμαρτημάτων οὐδ' ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτ' ἔχει, οὐδέν ἐστιν ὦ ἄνδρες Ἀθηναῖοι τῶν πάντων δυσκολώτερον εἰς τὸ παρὸν ἢ ὅτι ταῖς γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων, καὶ τοσοῦτον*

ὑπόθεσις λόγου οὗ ἡ ἀρχή· καὶ σπουδαῖα νομίζω ὦ Ἀθηναῖοι F
1 ὁ λόγος addidi 2 οὐδὲ O: οὔτε FYm 4 παύειν m 7 τὸν Ym: τῶν F 9 cf. Hermog. III 299 W. (316, 15 R.). 301 (318, 25) | νομίζω S^1 (ν add rec.) F in argum. 14 δυσκολώτερον S: δυσκολώ$\overset{ερ}{τα}$τον F δυσκολώτατον AY

χρόνον σπουδάζεθ' ὅσον ἂν κάθησθ' ἀκούοντες ἢ προσαγγελθῇ
τι νεώτερον, εἶτ' ἀπελθὼν ἕκαστος ὑμῶν οὐ
μόνον οὐδὲν φροντίζει περὶ αὐτῶν, ἀλλ' οὐδὲ μέμνηται.
ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους 2
Φίλιππος χρῆται, τοσαύτη τὸ πλῆθος ὅσην XXI 1
ἀκούετε· ὅτι δ' οὐκ ἔνι ταύτης ἐκεῖνον ἐπισχεῖν ἐκ λόγου
καὶ δημηγορίας οὐδεὶς ἀγνοεῖ δήπου. καὶ γὰρ εἰ μηδ'
ἀφ' ἑνὸς τῶν ἄλλων τοῦτο μαθεῖν δύναταί τις, ὡδὶ λογισάσθω.
ἡμεῖς οὐδαμοῦ πώποτε, ὅπου περὶ τῶν δικαίων
132 εἰπεῖν ἐδέησεν, ἡττήθημεν οὐδ' ἀδικεῖν ἐδόξα|μεν, ἀλλὰ XVIII 244
πάντων πανταχοῦ κρατοῦμεν καὶ περίεσμεν τῷ λόγῳ. ἆρ' 3
οὖν διὰ τοῦτ' ἐκείνῳ φαύλως ἔχει τὰ πράγματ' ἢ τῇ πόλει
καλῶς; πολλοῦ γε καὶ δεῖ· ἐπειδὰν γὰρ ὁ μὲν λαβὼν
μετὰ ταῦτα βαδίζῃ τὰ ὅπλα, πᾶσιν τοῖς οὖσιν ἑτοίμως
κινδυνεύσων, ἡμεῖς δὲ καθώμεθ' εἰρηκότες τὰ δίκαια, οἱ
δ' ἀκηκοότες, εἰκότως οἶμαι τοὺς λόγους τὰ ἔργα παρέρχεται,
καὶ προσέχουσιν ἅπαντες οὐχ οἷς εἴπομέν ποθ'
ἡμεῖς δικαίοις ἢ νῦν ἂν εἴποιμεν, ἀλλ' οἷς ποιοῦμεν. ἔστι
δὲ ταῦτ' οὐδένα τῶν ἀδικουμένων σῴζειν δυνάμενα· οὐδὲν
γὰρ δεῖ πλείω περὶ αὐτῶν λέγειν. τοιγάρτοι διεστηκότων 4
εἰς δύο ταῦτα τῶν ἐν ταῖς πόλεσιν, τῶν μὲν εἰς τὸ μήτ'
ἄρχειν βίᾳ βούλεσθαι μηδενὸς μήτε δουλεύειν ἄλλῳ, ἀλλ'
ἐν ἐλευθερίᾳ καὶ νόμοις ἐξ ἴσου πολιτεύεσθαι, τῶν δ' εἰς

---

1 ἢ] ἣν Y rec. mg. | παραγγελθῆι F 2 ἀπελθὼν] πελθω in ras. A 5 πλῆθός ἐστιν A 8 δύναται S (medium α in eraso η δύνηται L^1) AY: δύναιτο F (ι postea add.) 10 οὐκ A 12 τοῦτ' SA: $\overset{o}{\text{ταῦτ’}}$ F ταῦτ' Y | ἐκείνωι μὲν AY^2 | ἢ τῆι SFAY^1 (?): τῆι δὲ Y^2 15 καθήμεθα S corr. AY^2 | οἱ μὲν ante εἰρηκότες add. S rec. mg. FAY 16 τὰ ἔργα τοὺς λόγους FAY | $\overset{παρ}{\text{διέρχεται}}$ F διέρχεται Y^2 17 οἷς εἴπομεν SFY: οἷς ἂν εἴποιμεν A 18 δικαίως A^1 21 δύο μέρη FY

τὸ ἄρχειν μὲν τῶν πολιτῶν ἐπιθυμεῖν, ἑτέρῳ δ' ὑπακούειν,
δι' ὅτου ποτ' ἂν οἴωνται τοῦτο δυνήσεσθαι ποιῆσαι,
οἱ τῆς ἐκείνου προαιρέσεως, οἱ τυραννίδων καὶ δυναστειῶν
ἐπιθυμοῦντες, κεκρατήκασι πανταχοῦ, καὶ πόλις
δημοκρατουμένη βεβαίως οὐκ οἶδ' εἴ τίς ἐστιν τῶν πασῶν
5 λοιπὴ πλὴν ἡ ἡμετέρα. καὶ κεκρατήκασιν οἱ δι' ἐκείνου
τὰς πολιτείας ποιούμενοι πᾶσιν ὅσοις πράγματα πράττεται,
πρώτῳ μὲν πάντων καὶ πλείστῳ τῷ τοὺς βουλομένους
χρήματα λαμβάνειν ἔχειν τὸν δώσονθ' ὑπὲρ αὑτῶν,
δευτέρῳ δὲ καὶ οὐδὲν ἐλάττονι τούτου τῷ δύναμιν
τὴν καταστρεψομένην τοὺς ἐναντιουμένους αὐτοῖς ἐν οἷς
6 ἂν αἰτήσωσι χρόνοις παρεῖναι. ἡμεῖς δ' οὐ μόνον τούτοις
ὑπολειπόμεθ' ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλ' οὐδ' ἀνεγερθῆναι
| δυνάμεθα, ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον 133
ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις· εἶτ' οἶμαι
(δεῖ γάρ, ὡς ἐγὼ κρίνω, λέγειν τἀληθῆ) οὕτω διαβεβλήμεθα
καὶ καταπεφρονήμεθ' ἐκ τούτων, ὥστε τῶν ἐν αὐτῷ
τῷ κινδυνεύειν ὄντων οἱ μὲν ὑπὲρ τῆς ἡγεμονίας ἡμῖν
ἀντιλέγουσιν, οἱ δ' ὑπὲρ τοῦ ποῦ συνεδρεύσουσιν, τινὲς
δὲ καθ' αὑτοὺς ἀμύνεσθαι μᾶλλον ἢ μεθ' ἡμῶν ἐγνώκασιν.

7 Τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι; (οὐ γὰρ
III 21 ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ πάντας τοὺς θεοὺς προαι-

---

2 διὰ τοῦ S^1 | οἴονται A 6 ὑμετέρα FY 8 πλείστῳ] μεγίστωι A | τοῖς βουλομένοις Index Lambini 9 αὑτῶν Bekker: αὐτῶν SFAY 10 ἔλαττον Y^1 12 αἰτήσουσι A 13 ὑπολειπόμεθα S corr. Y: ὑπολειποίμεθα S^1 $\overset{α}{ὑ}$πολειπόμεθα F ἀπολειπόμεθα A | ἀλλ' οὐδ'] ἀλλ οὐ A in ras. 14 πεπωκόσιν] ω in ras. F 18 ἡγεμονείας A^1 19 συνεδρεύουσι A 20 καὶ καθ' ἑαυτοὺς AFY | ὑμῶν FY 22 τοῦ] τοῦτο S^1 23 τοὺς om. A, cf. VIII 49

ῥοῦμαι·) ἵν’ ὑμῶν ἕκαστος ὦ ἄνδρες Ἀθηναῖοι τοῦτο
γνῷ καὶ ἴδῃ, ὅτι ἡ καθ’ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία,
ὥσπερ τοῖς ἰδίοις βίοις· οὕτω καὶ ταῖς πόλεσιν οὐκ ἐφ’
ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως,
ἀλλ’ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ. ὁρᾶτε 8
Σέρριον καὶ Δορίσκον (ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη
μετὰ τὴν εἰρήνην), ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμ’ ἐστὶν
ἴσως. ταῦτα μέντοι τότ’ ἐαθέντα καὶ παροφθέντ’ ἀπώλεσε
Θρᾴκην καὶ Κερσοβλέπτην, σύμμαχον ὄνθ’ ὑμῶν.
πάλιν ταῦτ’ ἀμελούμεν’ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα
παρ’ ὑμῶν κατέσκαπτε Πορθμὸν καὶ τυραννίδ’
ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ.
ταύτης ὀλιγωρουμένης Μέγαρ’ ἑάλω παρὰ μικρόν. οὐδὲν 9
ἐφροντίσατ’ οὐδ’ ἐπεστράφητ’ οὐδὲν τούτων, οὐδ’ ἐνεδείξασθε
τοῦθ’, ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ·
Ἀντρῶνας ἐπρίατο καὶ μετ’ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ
πράγματ’ εἰλήφει. πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν 10
ἐπ’ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία·
184 οὐ γὰρ ἵν’ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς
ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλ’ ἵνα
τοῦθ’ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους IV 48
ἀδικῶν, τὰ δ’ ὑφ’ αὐτῷ ποιούμενος Φίλιππος, εἰ μή τις
αὐτὸν κωλύσει.

1 ἵν’ S Stobaeus Flor. XLIII 67: ἀλλ’ ἵν’ FAY 2 εἰδῆι S corr. A Stobaeus 3 καὶ] κἂν A | ἐφ’ S A: ἀφ’ FY 6 ὠλιγωρήθηι (?) A^1 7 εἰρήνην] εἰρημένην A 8 τότ’ om. S^1 9 ὄντα ἕνα F 11 κατέσκαπται S rec. A 13 ὠλιγωρουμένης Y | οὐδὲν SFY: ἐπ’ οὐδενὶ A οὐδὲ Cobet 14 ἐπεδείξασθε A 15 ἐπιστρέψετε A^1 | τοῦτο ποιεῖν SF^{1}Y: ταῦτα ποιεῖν F rec. A 17 sq. τὴν … σφαγάς om A^1 add. eadem in mg. 19 post γὰρ 2 vel 3 litt. in F erasae | ἐξαριθμήσομαι A 21 ἐπιδείξω A 23 κωλύσηι S^{1}A

11 *Εἰσὶ δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων*
VIII 38–40 *λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν· „τί οὖν χρὴ*
ποιεῖν;“ οὐχ ἵν' ἀκούσαντες ποιήσωσιν (χρησιμώτατοι
γὰρ ἂν ἦσαν ἁπάντων), ἀλλ' ἵνα τοῦ λέγοντος ἀπαλλαγῶσιν.
δεῖ δ' ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν. πρῶτον μὲν
ὦ ἄνδρες Ἀθηναῖοι τοῦτο παρ' ὑμῖν αὐτοῖς βεβαίως
γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην
λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει
καὶ τῷ τῆς πόλεως ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ
πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ μέντοι μᾶλλον
ἢ τῇ πολιτείᾳ πολεμεῖ, οὐδ' ἐπιβουλεύει καὶ σκοπεῖ
12 *μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει. καὶ*
VI 17–18 *τοῦτ' ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γ' ἂν ποιοῖ. λογίζεσθε*
γάρ. ἄρχειν βούλεται, τούτου δ' ἀνταγωνιστὰς μόνους
ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτ'
αὐτὸς ἄριστα σύνοιδεν αὐτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις
ἔχει χρῆσθαι, τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται·
εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδ' ἂν ἐν
13 *Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο. ἀμφότερ' οὖν οἶδεν,*
καὶ αὐτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους·
εὖ φρονεῖν δ' ὑμᾶς ὑπολαμβάνων μισεῖν αὐτὸν
VIII 41 sqq. *ἡγεῖται. πρὸς δὲ τούτοις τοσούτοις οὖσιν οἶδεν ἀκριβῶς*
ὅτι, οὐδ' ἂν ἁπάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν |
ἔστ' αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, 135

1 *δέ*] *δή* Blass coll. *τοίνυν* VIII 38 2 *εὐθὺς* A 6 *ἡμῖν* F¹ 8 *καὶ* ante *ἐχθρὸς* om. Y¹ 11 hic etiam in S post *πολεμεῖ* interpunctum 12 *ἁπάντων* FY | *ὅπως* FAY | *καταλύσηι* SA 13 *νῦν γ' ἂν* S: *νῦν γε δὴ* S rec. FY ex VI 17 *νυνὶ δὴ* A | *ποιοῖ* S: *ποιεῖ* FAY 15 *χρόνον ἤδη* S: *ἤδη χρόνον* FAY ex VI 17 16 *ἑαυτῶι* FY 17 *χρῆσθαι* del. Cobet, cf. VI 17 | *πάντα* Hermog. III 151 W. (177, 14 R.) 19 *ἐδύνατο* SA (*γρ. ἠδύνατο* F): *ἡγεῖτο* FY 21 ante *μισεῖν* add. *δικαίως* S rec. FAY ex VI 18 22 *τοιούτοις* A 24 *ἔχει* A

ἀλλ' ἐάν ποτε συμβῇ τι πταῖσμα (πολλὰ δ' ἂν γένοιτ'
ἀνθρώπῳ), ἥξει πάντα τὰ νῦν βεβιασμένα καὶ καταφεύξεται
πρὸς ὑμᾶς. ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι 14
καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλ' ἕτερον λαβεῖν
κωλῦσαι καὶ ἔχοντ' ἀφελέσθαι καὶ ὅλως ἐνοχλῆσαι τοῖς
ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν
ἐξελέσθαι δεινοί. οὔκουν βούλεται τοῖς αὑτοῦ καιροῖς
τὴν παρ' ὑμῖν ἐλευθερίαν ἐφεδρεύειν; οὐ κακῶς
οὐδ' ἀργῶς ταῦτα λογιζόμενος. πρῶτον μὲν δὴ τοῦτο 15
δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας
ἀδιάλλακτον ἐκεῖνον, δεύτερον δ' εἰδέναι σαφῶς ὅτι
πάνθ' ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ
τὴν ἡμετέραν πόλιν παρασκευάζεται. οὐ γὰρ οὕτως εὐήθης
ὑμῶν ἐστιν οὐδείς, ὥσθ' ὑπολαμβάνειν τὸν Φίλιππον τῶν
μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον
καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν φασιν αὐτὸν ἔχειν;)
τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ
πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν,
τῶν δ' Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων 16
καὶ τόπου καὶ δόξης, ὧν μήτ' ἐκείνῳ μήτ' ἄλλῳ γένοιτο
μηδενὶ χειρωσαμένῳ τὴν πόλιν τὴν ἡμετέραν κυ-

---

1 ἃ πολλὰ γένοιτ' ἂν A ex VIII 41 | γένοιτο τἀνθρώπωι S
5 τὸν ἔχοντα FY 6 ἄρχουσι FY adscripto schol. p. 207, 28
Dind. | τοὺς ἀνθρώπους S 8 ὑμῖν SA: $\overset{\iota}{\text{ὑμῶν}}$ F ὑμῶν Y 9 τοῦτο
δεῖ SF: τούτου δεῖ χάριν γρ. FY διὰ τοῦτο δεῖ A 10 τῆς ante
πολιτείας om. A 14 ὑμῶν ἐστιν S: ἐστιν $\overset{\upsilon}{\text{ἡμῶν}}$ F ἐστιν ἡμῶν Y
ἔσθ' ὑμῶν A | οὐδεὶς om. Y¹ 15 ἂν om. S | δρογγίλον S corr. FA:
δρογγυλον S¹ δροιτίλον γρ. FY¹ δρυγγίλον Y corr. 16 καβυδην S
19 ἀθηναίων SA: ἀθήνησι γρ. SY $\overset{\eta\iota\sigma\iota}{\text{ἀθηναίων}}$ F | τριηρῶν καὶ
νεωρίων Y | post τριήρων add. καὶ τῶν ἔργων τῶν ἀργυρίων καὶ
τοσούτων προσόδων (cf. VIII 45) γρ. S^d FAY 20 τόπων A

ρισεῦσαι, οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν,
ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις
17 σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν. οὐκ ἔστι ταῦτα, ἀλλὰ
κἀκεῖν' ὑπὲρ τοῦ τούτων γίγνεσθαι κύριος καὶ | τἄλλα 136
πάντα πραγματεύεται. ταῦτα τοίνυν ἕκαστον εἰδότα καὶ
γιγνώσκοντα παρ' αὑτῷ δεῖ μὰ Δί' οὐ γράψαι κελεύειν
πόλεμον τὸν τὰ βέλτιστ' ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα·
τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων,
18 οὐχ ἃ τῇ πόλει συμφέρει πράττειν. ὁρᾶτε γάρ. εἰ δι' ἃ
πρῶτα παρεσπόνδησε Φίλιππος ἢ δεύτερ' ἢ τρίτα (πολλὰ
γάρ ἐστιν ἐφεξῆς) ἔγραψέ τις αὐτῷ πολεμεῖν, ὁ δ' ὁμοίως
ὥσπερ νῦν, οὐ γράφοντος οὐδενὸς ὑμῶν πόλεμον, Καρ-
διανοῖς ἐβοήθει, οὐκ ἂν ἀνηρπασμένος ἦν ὁ γράψας, καὶ
διὰ τοῦτο πάντες ᾐτιῶντ' ἂν αὐτὸν Καρδιανοῖς βεβο-
19 ηθηκέναι; μὴ τοίνυν ζητεῖθ' ὅντιν' ἀνθ' ὧν Φίλιππος
ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρ' ἐκείνου μισθαρνοῦσι
διασπάσασθαι παραβαλεῖτε· μηδ' αὐτοὶ χειροτονήσαντες
πόλεμον βούλεσθε παρ' αὑτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ
δέον ὑμᾶς τοῦτο πεποιηκέναι· ἀλλ' ὃν ἐκεῖνος πολεμεῖ τρό-

---

3 σειροῖς S^{1} A^{1} 4 γίγνεσθαι (γίνεσθαι) S: γενέσθαι FAY 7 πόλεμον FAY Did(ymus): τὸν πόλεμον S 8 ἐστι λαβεῖν S (λαβεῖν in ras. pr. m.) A Did: ἐστι λἄβεῖν F ἐστιν Y | πολεμήσετε S^{1} A (Did): μὴ πολεμήσετε S rec. FY (μὴ ex βου? corr.) | βουλομένων S A Did: λαβεῖν βουλομένων FY 9 συμφέρειν A^{1} | δι' ἃ] διὰ τὰ S^{1} διὰ S corr. 12 οὐδενὸς ὑμῶν SA (ἡμῶν): ἀθηναίων οὐδενὸς F (qui s. πόλεμον habet ἡμῶν) Y 13 ἀνηρπασμένος] αν erasum in S | ἀνηρπασμένος ἂν FY | ταῦτα γράψας A 14 τοῦτο πάντες S: τοῦτο ἅπαντες FY αὐτό γε τοῦθ' ἅπαντες A | ἂν αὐτὸν om. FY 16 ἐξαμαρτάνει μισήσετε] τανει μισήσετε in ras. S rec. μιμήσεσθε S s. v. Y μισήσεσθε γρ. Y^{1} fuitne τιμωρήσεσθε? 17 παραβάλλετε A^{2} | αὐτοὶ] αὐτοῖς S cf. III 17 18 αὐτοῖς ὑμῖν S: ὑμῖν αὐτοῖς FAY | εἰ] ἡ S^{1} 19 ἡμᾶς FY | πολεμεῖ γρ. S^{d} FAY: ποιεῖ S^{1}

που, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα
καὶ τἄλλ' ὅσων δέονται διδόντες, αὐτοὶ δ' εἰσφέροντες,
ὦ ἄνδρες Ἀθηναῖοι καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις
ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλ' ὅσ' εἰς πόλεμον·
ἐπεὶ νῦν γε γέλως ἔσθ' ὡς χρώμεθα τοῖς πράγμασιν, καὶ 20 IV 25
Φίλιππον δ' ἂν αὐτὸν οὐδὲν ἄλλ' οἶμαι μὰ τοὺς θεοὺς
εὔξασθαι ποιεῖν τὴν πόλιν ἢ ταῦτα [ἃ νῦν ποιεῖτε]·
ὑστερίζετε, ἀναλίσκετε· ὅτῳ παραδώσετε τὰ πράγματα
[ζητεῖτε] δυσχεραίνετε· ἀλλήλους αἰτιᾶσθε. ἀφ' οὗ δὲ
187 ταῦτα γίγνεται, ἐγὼ διδάξω, | καὶ ὅπως παύσεται λέξω.
οὐδὲν πώποτ' ὦ ἄνδρες Ἀθηναῖοι τῶν πραγμάτων ἐξ 21
ἀρχῆς ἐνεστήσασθ' οὐδὲ κατεσκευάσασθ' ὀρθῶς, ἀλλὰ τὸ
συμβαῖνον αἰεὶ διώκετε, εἶτ' ἐπειδὰν ὑστερίσητε παύεσθε·
ἕτερον πάλιν ἂν συμβῇ τι παρασκευάζεσθε καὶ θορυβεῖσθε. VIII 11
τὸ δ' οὐχ οὕτως ἔχει· οὐκ ἔνεστι βοηθείαις χρωμένους 22
οὐδὲν τῶν δεόντων ποτὲ πρᾶξαι, ἀλλὰ κατασκευάσαντας VIII 47 sqq.
δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ
ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων
φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν
μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν

---

1 *μιμεῖσθε* γρ. S^d: *ἀμύνεσθε* S^1AY corr. *ἀμύνεσθαι* FY^1 | *ἤδη* om. Y^1 2 *ὅσων δέονται* S: *ὅσα δέονται* A *ὧν ἂν δέωνται* FY 4 *ἱππαγωγοὺς καὶ* FY 6 *δ' ἂν αὐτὸν* γρ. S^dA: *δ' αὐτὸν* S^1FY | *οὐδὲν ἄλλ' οἶμαι* S corr. A (*οἴομαι*): *ουδε αλλαν* vel *αλλον οἶμαι* S^1 *οιμαι ουδεν ἄλλο* γρ. S^d *οἶμαι οὐδὲν ἂν ἄλλο* FY | *μὰ τοὺς θεοὺς*] *τοῖς θεοῖς* Cobet 7 *ποιεῖ* Y^1 | *ἃ* SA: om. FY | *νῦν ποιεῖτε* S rec. mg. A: om. S^1FY 9 *ζητεῖτε* S rec. mg. FY^2: om. S^1AY^1 | *οὗ* S: *ὅτου* FAY 10 *ὅπως* SFY: *πῶς* A 12 *κατεσκεύασθε* A 13 *αἰεὶ* SF^1Y: *ἀεὶ* F corr. A | *ὑστερήσητε* FY 14 *ἐὰν* FY | *καὶ θορυβεῖσθε* om. A^1 add. A^2 15 *χρωμένους*] *ωμε* in ras. S^2 16 *ποτὲ* SA: *πώποτε* FY 18 *καὶ* ante *δημοσίους* punctis del. F, Y corr. in ras. habet | *χρημάτων* FAY: *πραγμάτων* S 19 *ποιήσοντας* A

δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ, καὶ μηδεμίαν πρόφασιν
τοῦ πλεῖν ἄλλοσ᾽ ἢ πράττειν ἄλλο τι τῷ στρατηγῷ
23 *καταλείπειν. ἂν οὕτω ποιήσητε καὶ τοῦτ᾽ ἐθελήσηθ᾽ ὡς*
ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τοῦ τόπου
Φίλιππον ἀναγκάσετε, ἢ πολεμήσετ᾽ ἐξ ἴσου· καὶ ἴσως
ἄν, ἴσως, ὥσπερ νῦν ὑμεῖς πυνθάνεσθε τί ποιεῖ Φίλιππος
καὶ ποῖ πορεύεται, οὕτως ἂν ἐκεῖνος φροντίσαι ποῖ ποθ᾽
ἡ τῆς πόλεως ἀπῆρκε δύναμις καὶ ποῦ φανήσεται.
24 *Εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων*
πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ᾽ ὀρθῶς δοκεῖ·
ἀλλ᾽ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα,
ἐὰν ταῦτα μὴ θέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας
ποιεῖν τὰ δέοντα. εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ὑμῖν
θεῶν (οὐ γὰρ ἀνθρώπων γ᾽ οὐδεὶς ἂν γένοιτ᾽ ἀξιόχρεως
τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθ᾽ | ἡσυχίαν καὶ πάντα 138
προῆσθε, οὐκ ἐπ᾽ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει,
25 *αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον*
ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων
τοῖς προγόνοις, τῆς ἰδίας ῥᾳθυμίας ἕνεκα τοὺς ἄλλους
ἅπαντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγ᾽ αὐτὸς
μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτ᾽ εἰρηκέναι βουλοίμην·
26 *οὐ μὴν ἀλλ᾽ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ*
ἀμύνεσθε, ἅπαντα πρόεσθε. εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ,

3 *ἂν* A: *ἂν δ᾽* SFY num *ἂν γάρ?* | *ποιῆτε* A | *ἐθελήσηθ᾽*] *ἐθελήσετε* Y^1 *ἕλησθε γρ* Y^2 | *ὡς* om. S^1 add. rec. 4 *τοῦ τόπου* S: *τῆς αὑτοῦ γρ.* S^{d}FAY 6 post *ἴσως* add. *ὦ ἄνδρες ἀθηναῖοι* FY | *ὑμεῖς νῦν* FY 7 *πορεύετε* A^1 | *ἂν ἐκεῖνος* S: *ἐκεῖνος* FY *ἐκεῖνος ἂν* A | *φροντίσαι* SA: *φροντίσει* FY 8 *ποῖ* FY^1 11 *λογίσηται*] *ι* et *αι* in ras. F 12 *ἂν* A | *ἐθέλῃι* FY 13 *ἡμῖν* FAY 15 *ἅπαντα* FAY 16 *ἐκεῖνος* om. S 18 *τῶν πεπραγμένων* FY 20 *ἕλληνας ἅπαντας* FAY 21 *μὲν* om. FAY 23 *δοκῆι* S

τοὐναντίον δὲ προΐσμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων
ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ
καὶ ἰσχυροτέρῳ χρησόμεθ' ἐχθρῷ, ποῖ ἀναδυόμεθα, ἢ τί
μέλλομεν; ἢ πότ' ὦ ἄνδρες Ἀθηναῖοι τὰ δέοντα ποιεῖν
ἐθελήσομεν; „ὅταν νὴ Δί' ἀναγκαῖον ᾖ.“ ἀλλ' ἣν μὲν ἄν 27
τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη
πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθεν, τὴν δὲ τῶν δούλων
ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ. διαφέρει δὲ
τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη
ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ
οἶδ' ἥντιν' ἂν εἴποι τις· δούλῳ δὲ πληγαὶ καὶ ὁ τοῦ
σώματος αἰκισμός, ὃ μήτε γένοιτ' οὔτε λέγειν ἄξιον.

Τὸ μὲν τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι πρὸς τὰ τοιαῦτ' 28
ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις
λητουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ
πολλοῦ δεῖ, οὐ μὴν ἀλλ' ἔχει τινὰ πρόφασιν ὅμως· τὸ δὲ
μηδ' ὅσ' ἀκοῦσαι δεῖ μηδ' ὅσα βουλεύσασθαι προσήκει,
189 μηδὲ ταῦτ' ἐθέλειν [ἀκούειν], τοῦτ' ἤδη πᾶσαν | ἐπιδέχεται
κατηγορίαν. ὑμεῖς τοίνυν οὐκ ἀκούειν, πρὶν ἂν 29
ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὐχὶ βουλεύεσθαι
περὶ οὐδενὸς εἰώθατ' ἐφ' ἡσυχίας, ἀλλ' ὅταν μὲν ἐκεῖνος
παρασκευάζηται, ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντι-

1 πρόιμεν A^1 corr. A^3 3 καὶ ἰσχυροτέρῳ] om F^1 add. ead. 4 δέοντα] δεο in ras. A 5 ἀναγκαῖον S: ἀνάγκη τις FAY cf. IV 10. VIII 51. 11 ὃ μήτε] ἃ μὴ A 14 ταῖς οὐσίαις S: τοῖς οὖσι FAY 15 ἕκαστον del. Benseler 16 ἔχει γε FY 17 βουλεύεσθαι A 18 ἀκούειν del. L. Spengel 19 οὐκ S: οὔτ' S rec. F^1 (δυτ$\overset{\kappa\pi}{\alpha}$κούειν F quod non intellego) AY 20 οὐχὶ S^1: οὔτε S rec. FAY | βουλεύεσθε S^{1}F^1 21 ἐφ'] φ in ras. A | μὲν] F in ras. 22 παρασκευάζηται ἐφ' ὑμᾶς FA^2 mg. Y | ταὐτὸ SF^1: τοῦτο F s. v. Y ταῦτα A

παρασκευάζεσθαι ῥᾳθυμεῖτε, καὶ ἄν τι λέγῃ τις, ἐκβάλλετε,
VIII 11 ἐπειδὰν δ' ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε, ἀκρο-
30 ᾶσθε καὶ παρασκευάζεσθε· ἦν δ' ἀκηκοέναι μὲν καὶ
βεβουλεῦσθαι τότε καιρός, ὅθ' ὑμεῖς οὐκ ἠθέλετε, πράτ-
τειν δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν, ἡνίκ'
ἀκούετε. τοιγαροῦν ἐκ τῶν τοιούτων ἐθῶν μόνοι τῶν
πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε.
V 2 οἱ μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι
τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα.

31 Ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δ'
οὐδὲ νῦν, τοῦτ' ἐρῶ. οὐδενὸς τῶν πάντων οὕτως ὡς
χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα.
συμβέβηκε δ' εὐτυχήματ' ἀπὸ ταὐτομάτου, οἷς ἂν χρη-
σώμεθ' ὀρθῶς, ἴσως ἂν γένοιτο τὰ δέοντα. πρῶτον μὲν
γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυ-
32 τοῦ, οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φιλίππῳ. ἔπειθ' ὁ
πράττων καὶ συνειδὼς ἅπανθ' ἃ Φίλιππος κατὰ βασι-
λέως παρασκευάζεται, οὗτος ἀνάσπαστος γέγονεν, καὶ
πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων
ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ
ἰδίου λέγειν, ἀλλὰ τοῦ πράξαντος αὐτοῦ καὶ διοικοῦντος,
ὥστ' εἶναι πιστάς, | καὶ λοιπὸν λόγον εἶναι τοῖς παρ' ἡμῶν 140

---

1 ἐάν FAY | ἐκβάλλεταί^{ε} Y 2 τηνικαῦτ' ἀκροᾶσθε (ex VIII 11) FAY 3 καὶ παρασκευάζεσθε om. FY^{1} (add. Y^{2}) 4 βουλεύεσθαι A | ἠθελήσατε FY | πράττειν] πρατ S^{1} in ras. 9 litt. 5 παρασκευασμένοις Y cf. IV 19 | νῦν om. A 6 τοιούτων om. A 7 τοὐναντίον τοῖς ἄλλοις FAY 8 ἄλλοι πάντες ἄνθρωποι (ex V 2) FA 10 διαφεύγει S corr. A: διαφεύγειν S^{1} διαφέρει FY 13 εὐτυχήματα ἀπὸ ταὐτομάτου FAY: εὐτύχημα (τ supr. α m. rec.) ἀπ' αὐτομάτου S 15 αὐτοῦ FY 16 φιλίππωι F^{1}AY: φίλιππον SF s. v. 17 πάνθ' ὅσα FY 22 πιστὰς τὰς κατηγορίας S rec. FAY | ὑμῶν FY

πρέσβεσιν, ὃν βασιλεὺς ἥδιστ᾽ ἂν ἀκούσαι, ὡς τὸν ἀμφο- 33
τέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ
τῷ βασιλεῖ φοβερώτερός ἐσθ᾽ ὁ Φίλιππος, ἂν προτέροις
ἡμῖν ἐπιθῆται· εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθ᾽
ἡμεῖς, ἀδεῶς ἐπ᾽ ἐκεῖνον ἤδη πορεύσεται. ὑπὲρ δὴ τού-
των ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις
τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι,
δι᾽ ἣν πολλάκις ἠλαττώθητε, „ὁ δὴ βάρβαρος“ καὶ „ὁ
κοινὸς ἅπασιν ἐχθρός“, καὶ πάντα τὰ τοιαῦτα. ἐγὼ γὰρ 34
ὅταν τιν᾽ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δε-
δοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ
πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ
νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθ᾽ ὑμεῖς, ἀλλ᾽ ἀπεψηφί-
ζεσθε, οὐ τά γ᾽ ἐκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις
ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ
τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα
τοῦτον, ὅστις ἂν ᾖ ποτ᾽, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φί-
λιππον.

Ἔστι τοίνυν πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν 35
ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβε-
βλημένον, εἶτα τοῖς μηδὲν τῶν ἐν τῇ πολιτείᾳ δικαίων
βουλομένοις ποιεῖν πρόφασιν παρέχει· καὶ πάντων, ὅσ᾽

---

2 ἂν ἀδικοῦντα Y | ὅτι ὀϋ S 3 ἐσθ᾽ ὁ in ras. F¹ ἔσται Dobree | ἂν] εἰ A | πρότερος FY¹ 5 ἤδη om. A¹ add. A² 6 ἁπάντων om. A | οἶμαι S γρ. FY: οἴομαι FA | ὑμᾶς om. A 7 ἀβελτηρίαν FA 8 καὶ ὁ S: καὶ FAY Did. 9 καὶ ἅπασιν Did. | ἅπαντα FY 10 τιν᾽ om Y¹ | καὶ ἐν FA²Y¹ | ἐγβατάνοις A¹ Did.: ἐκβατάνοις SFA²Y 12 πρότερον] πρῶτον F | συνεπηνόρθωσε S 13 ἀπεψηφίζεσθε SA (ἐπεψ. A¹ ut vid.) Did.: ἀπεψηφίσασθε F (φι s. v.) Y 14 τά γε ἐκείνου FAY Did.: γε om. S 16 λέγοντος S¹A¹ 17 οὕτως S¹ 19 τι πρᾶγμα FY Did. 21 δικαίων ἐν τῆι πολιτείαι FAY Did.

ἐκλείπει, δέον παρά του γίγνεσθαι, ἐπὶ τοῦθ' εὑρήσετε
τὴν αἰτίαν ἀναφερομένην. περὶ οὗ πάνυ μὲν φοβοῦμαι,
36 *οὐ μὴν ἀλλ' ἐρῶ· οἶμαι γὰρ ἕξειν καὶ ὑπὲρ τῶν ἀπόρων*
τὰ δίκαι' ἐπὶ τῷ συμφέροντι τῆς πόλεως εἰπεῖν πρὸς τοὺς
εὐπόρους, καὶ ὑπὲρ τῶν κεκτημένων τὰς οὐσίας | πρὸς 141
τοὺς ἐπιδεεῖς. εἰ ἀνέλοιμεν ἐκ μέσου καὶ τὰς βλασφημίας
ἃς ἐπὶ τῷ θεωρικῷ ποιοῦνταί τινες οὐχὶ δικαίως, καὶ τὸν
φόβον, ὡς οὐ στήσεται τοῦτ' ἄνευ μεγάλου τινὸς κακοῦ,
οὐδὲν ἂν εἰς τὰ πράγματα μεῖζον εἰσενεγκαίμεθα, οὐδ'
37 *ὅ τι κοινῇ μᾶλλον ἂν ὅλην ἐπιρρώσειε τὴν πόλιν. οὑτωσὶ*
δὲ σκοπεῖτε· ἐρῶ δ' ὑπὲρ τῶν ἐν χρείᾳ δοκούντων εἶναι
πρότερον. ἦν ποτ' οὐ πάλαι παρ' ὑμῖν, ὅτ' οὐ προσῄει
τῇ πόλει τάλανθ' ὑπὲρ τριάκοντα καὶ ἑκατόν· καὶ οὐδεὶς
ἔστι τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν
ὅστις οὐκ ἠξίου τὰ καθήκοντ' ἐφ' ἑαυτὸν ποιεῖν, ὅτι
χρήματ' οὐ περιῆν, ἀλλὰ καὶ τριήρεις ἔπλεον καὶ χρήματ'
38 *ἐγίγνετο καὶ πάντ' ἐποιοῦμεν τὰ δέοντα. μετὰ ταῦθ' ἡ*
τύχη, καλῶς ποιοῦσα, πολλὰ πεποίηκε τὰ κοινά, καὶ τετρακόσι'
ἀντὶ τῶν ἑκατὸν ταλάντων προσέρχεται, οὐδενὸς
οὐδὲν ζημιουμένου τῶν τὰς οὐσίας ἐχόντων, ἀλλὰ καὶ
προσλαμβάνοντος· οἱ γὰρ εὔποροι πάντες ἔρχονται μεθέξοντες
39 *τούτου, καὶ καλῶς ποιοῦσι. τί οὖν παθόντες*

---

1 *παρά του* S A: *παρὰ τοῦτο* F Y *παρ' αὐτοῦ* Did. 2 *φοβοῦμαι λέγειν* F A Y 6 *ἐπιδεεῖς* SF s. v.: *καταδεεῖς* F^{1}AY | post *ἐπιδεεῖς* gravius interpunxit Weil | *καὶ* om. F^{1}AY | post *τὰς* ras. 1 litt. Y 8 *ὡς* om. S^1 add. S^d | *στή|στήσεται* S in fin. col. | *μεγάλου* om A^1 add. ead. 9 *οὐδὲν* S^1: *οὐδ'* S corr. A *οὐ οὐδὲν* F (alterum *ου* postea add. in mg. F^1) Y 11 *σκόπει* S in fin. v. 12 *προτέρων* S | *ἡμῖν* F A Y Did. 14 *ἔστι* SF Did.: *ἦν* AY secl. Blass | *οὐδὲ*] *οὔτε* A 15 *ἐφ' ἑαυτὸν* SF s. v. Harpocr. s. *καθήκοντα*: *ἀφ' ἑαυτοῦ* F^{1}Y *επαυτον* A *ἐφ' ἑαυτοῦ* Did. 18 *τὰ* om. A 21 *προσλαμβανόντων* FY 22 *παθόντες* Y: *μαθόντες* SA $\overset{\pi}{\mu}$*αθόντες* F

τοῦτ' ὀνειδίζομεν ἀλλήλοις καὶ προφάσει χρώμεθα τοῦ
μηδὲν ποιεῖν, πλὴν εἰ τῇ παρὰ τῆς τύχης βοηθείᾳ γεγονυίᾳ
τοῖς ἀπόροις φθονοῦμεν; οὓς οὔτ' ἂν αἰτιασαίμην
ἔγωγ' οὔτ' ἀξιῶ. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις ὁρῶ 40
τὸν ἐν ἡλικίᾳ πρὸς τοὺς πρεσβυτέρους οὕτω διακείμενον
οὐδ' οὕτως ἀγνώμον' οὐδ' ἄτοπον τῶν ὄντων οὐδένα,
ὥστε, εἰ μὴ ποιήσουσιν ἅπαντες ὅσον αὐτός, οὐ φάσκοντα
ποιήσειν οὐδὲν οὐδ' αὐτόν· καὶ γὰρ ἂν τοῖς τῆς κακώσεως
142 εἴη νόμοις οὕτω γ' ἔνοχος· δεῖ γὰρ | οἶμαι τοῖς
γονεῦσι τὸν ὡρισμένον ἐξ ἀμφοτέρων ἔρανον, καὶ παρὰ
τῆς φύσεως καὶ παρὰ τοῦ νόμου, δικαίως φέρειν καὶ
ἑκόνθ' ὑποτελεῖν. ὥσπερ τοίνυν ἑνὸς ἡμῶν ἑκάστου τίς 41
ἐστι γονεύς, οὕτω συμπάσης τῆς πόλεως κοινοὺς δεῖ γονέας
τοὺς σύμπαντας ἡγεῖσθαι, καὶ προσήκει τούτους
οὐχ ὅπως ὧν ἡ πόλις δίδωσιν ἀφελέσθαι τι, ἀλλ' εἰ καὶ
μηδὲν ἦν τούτων, ἄλλοθεν σκοπεῖν ὅπως μηδενὸς ὄντες
ἐνδεεῖς περιοφθήσονται. τοὺς μὲν τοίνυν εὐπόρους ταύτῃ 42
χρωμένους τῇ γνώμῃ οὐ μόνον ἡγοῦμαι τὰ δίκαια ποιεῖν,
ἀλλὰ καὶ τὰ λυσιτελῆ· τὸ γὰρ τῶν ἀναγκαίων τιν' ἀποστερεῖν
κοινῇ κακόνους ἐστὶ ποιεῖν πολλοὺς ἀνθρώπους
τοῖς πράγμασιν· τοῖς δ' ἐν ἐνδείᾳ, δι' ὃ δυσχεραίνουσι
τὸ πρᾶγμ' οἱ τὰς οὐσίας ἔχοντες καὶ κατηγοροῦσι δικαίως,
τοῦτ' ἀφελεῖν ἂν συμβουλεύσαιμι. δίειμι δέ, ὥσπερ ἄρτι, 43
τὸν αὐτὸν τρόπον καὶ ὑπὲρ τῶν εὐπόρων, οὐ κατοκνή-

2 μηδὲν τῶν δεόντων FY | εἰ μὴ FAY 4 οὐδὲ] οὔτε A 6 ἄτοπον τῶν ὄντων SA: ἀτοπώτατον ὄντα FY 7 ὅσον S: ὅσ' ἂν FAY 9 οὕτω γε S: οὗτος τότε FY οὑτέγε A^1 οὕτωγε A^3 13 οὗτως F 14 τοὺς γονέας σύμπαντας Stob. Flor. XLIII 68 Blass | προσήκειν FY Stobaeus | τούτοις A 16 ἦν om. Y | μήθ' ἑνὸς Y 17 τοῖς ... εὐπόροις S | μέντοι νῦν A 18 χρωμένοις S corr. χρώμενος A^1 | ποιεῖν SA: ποιεῖν ἂν FY ἂν ποιεῖν Cobet 19 τινὰς FAY 23 ταῦτα A 24 ὑπὲρ] περὶ A

σας εἰπεῖν τἀληθῆ. ἐμοὶ γὰρ οὐδεὶς οὕτως ἄθλιος οὐδ'
ὠμὸς εἶναι δοκεῖ τὴν γνώμην, οὔκουν Ἀθηναίων γε, ὥστε
λυπεῖσθαι ταῦτα λαμβάνοντας ὁρῶν τοὺς ἀπόρους καὶ
44 τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας. ἀλλὰ ποῦ συντρίβεται τὸ
πρᾶγμα καὶ ποῦ δυσχεραίνεται; ὅταν τὸ ἀπὸ τῶν κοινῶν
ἔθος ἐπὶ τὰ ἴδια μεταβιβάζοντας ὁρῶσί τινας, καὶ μέγαν
μὲν ὄντα παρ' ὑμῖν εὐθέως τὸν λέγοντα, ἀθάνατον δ'
ἕνεκ' ἀσφαλείας, ἑτέραν δὲ τὴν κρύβδην ψῆφον τοῦ
45 φανερῶς θορύβου. ταῦτ' ἀπιστίαν, ταῦτ' ὀργὴν ἔχει.
δεῖ γὰρ ὦ ἄνδρες Ἀθηναῖοι δικαίως ἀλλήλοις τῆς πολιτείας
κοινωνεῖν, τοὺς μὲν εὐπό|ρους εἰς μὲν τὸν βίον τὰ 143
ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ
δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας
τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοὺς δὲ λοιποὺς τὰ
μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ
δ' ἑκάστου ἴδια τοῦ κεκτημένου. οὕτω καὶ μικρὰ μεγάλη
πόλις γίγνεται καὶ μεγάλη σῴζεται. ὡς μὲν οὖν εἴποι
τις ἄν, ἃ παρ' ἑκατέρων εἶναι δεῖ, ταῦτ' ἴσως ἐστίν· ὡς
δὲ καὶ γένοιτ' ἄν, ἐν νόμῳ διορθώσασθαι δεῖ.

46 Τῶν δὲ παρόντων πραγμάτων καὶ τῆς ταραχῆς πολλὰ
πόρρωθέν ἐστι τὰ αἴτια· ἃ εἰ βουλομένοις ὑμῖν ἀκούειν
ἐστίν, ἐθέλω λέγειν. ἐξέστητ' ὦ ἄνδρες Ἀθηναῖοι τῆς
ὑποθέσεως ἐφ' ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον, καὶ τὸ

---

2 ante ὥστε add. οἶμαι ἀλλ' οὐδὲ τῶν ἄλλων FY ἀλλ' οὐδὲ τῶν ἄλλων A 6 διαβιβάζοντας S Did. 8 ἑτέραν] in ras. Y² ἑτέρ$\overset{o}{α}$ν F 11 εἰς μὲν] ισμεν A¹ | τὰ Auger: τὸν SFAY 12 ἑαυτὸν A¹ corr. ead. | ὑπὲρ SA: περὶ F $\overset{\text{ὑπὲρ}}{\text{περὶ}}$ Y 14 τὰ om. S 15 alterum κοινὰ om. FY¹ 16sq. μεγάλη post πόλις FAY 18 ἃ παρ'] ἅπερ A 19 ἐν νόμωι S¹ A: ἐννόμως S corr. FY νόμῳ Blass 23 ὑποθέσεως] τάξεως γρ. S rec. Hermog. III 250 W. (270, 16 R.). 251 (271, 4); ex III 36? | κατέλειπον S

*μὲν προΐστασθαι τῶν Ἑλλήνων καὶ δύναμιν συνεστηκυῖαν
ἔχοντας πᾶσι τοῖς ἀδικουμένοις βοηθεῖν περίεργον
ἐπείσθητ' εἶναι καὶ μάταιον ἀνάλωμ' ὑπὸ τῶν ταῦτα
πολιτευομένων, τὸ δ' ἐν ἡσυχίᾳ διάγειν καὶ μηδὲν τῶν
δεόντων πράττειν, ἀλλὰ προϊεμένους καθ' ἓν ἕκαστον* I 14
*πάνθ' ἑτέρους ἐᾶσαι λαβεῖν, θαυμαστὴν εὐδαιμονίαν καὶ
πολλὴν ἀσφάλειαν ἕξειν ᾤεσθε. ἐκ δὲ τούτων παρελθὼν* 47
*ἐπὶ τὴν τάξιν ἐφ' ἧς ὑμῖν τετάχθαι προσῆκεν ἕτερος,
οὗτος εὐδαίμων καὶ μέγας καὶ πολλῶν κύριος γέγονεν,
εἰκότως· πρᾶγμα γὰρ ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ
περὶ οὗ πάντα τὸν χρόνον αἱ μέγισται τῶν πόλεων πρὸς* IX 22
αὑτὰς διεφέροντο, Λακεδαιμονίων μὲν ἠτυχηκότων, Θηβαίων III 27
δ' ἀσχόλων διὰ τὸν Φωκικὸν πόλεμον γενομένων,
144 *ἡμῶν δ' ἀμελούντων, ἔρημον ἀνεί|λετο. τοιγάρτοι τὸ μὲν* 48
*φοβεῖσθαι τοῖς ἄλλοις, τὸ δὲ συμμάχους πολλοὺς ἔχειν
καὶ δύναμιν μεγάλην ἐκείνῳ περιγέγονεν, καὶ τοσαῦτα
πράγματα καὶ τοιαῦτ' ἤδη περιέστηκε τοὺς Ἕλληνας ἅπαντας,
ὥστε μηδ' ὅ τι χρὴ συμβουλεύειν εὔπορον εἶναι.*

Ὄντων δ' ὦ ἄνδρες Ἀθηναῖοι τῶν παρόντων πραγμάτων 49
*πᾶσιν, ὡς ἐγὼ κρίνω, φοβερῶν, οὐδένες ἐν μείζονι
κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν, οὐ μόνον τῷ μάλισθ'
ὑμῖν ἐπιβουλεύειν Φίλιππον, ἀλλὰ καὶ τῷ πάντων
ἀργότατ' αὐτοὶ διακεῖσθαι. εἰ τοίνυν τὸ τῶν ὠνίων πλῆθος
ὁρῶντες καὶ τὴν εὐετηρίαν τὴν κατὰ τὴν ἀγοράν,
τούτοις κεκήλησθ' ὡς ἐν οὐδενὶ δεινῷ τῆς πόλεως οὔσης,
οὔτε προσηκόντως οὔτ' ὀρθῶς τὸ πρᾶγμα κρίνετε· ἀγο-* 50

---

2 *πᾶσι*] *ἀεὶ* A 3 *ὑπὸ*] *ὑπὲρ* S^1 4 *δὲ ἡσυχίαν* ut vid. Y^1 corr. ead. 7 *ᾤεσθε* S: *οἴεσθε* FAY 8 *ἡμῖν* A 14 *ἀμελουμένων* ut vid. Y^1 | *τὸ* om. S^1 add. ead. 15 *δὲ*] *μὲν* S^1 | *πολλοὺς* om. A^1 add. A^2 16 *ἔχειν* post *μεγάλην* FAY 17 *ἤδη* om. A^1 add. A^2 18 *μηδ'*] *μη* A 19 *ἄνδρες* om. A 20 *πᾶσιν* om. S 23 *τὸ* om. S 25 *κέκλησθε* Y^1

ρὰν μὲν γὰρ ἄν τις καὶ πανήγυριν ἐκ τούτων ἢ φαύλως
ἢ καλῶς παρεσκευάσθαι κρίνοι· πόλιν δ᾽ ἣν ὑπείληφεν,
ὃς ἂν τῶν Ἑλλήνων ἄρχειν αἰεὶ βούληται, μόνην ἂν
ἐναντιωθῆναι καὶ τῆς πάντων ἐλευθερίας προστῆναι, οὐ
μὰ Δί᾽ ἐκ τῶν ὠνίων, εἰ καλῶς ἔχει, δοκιμάζειν δεῖ, ἀλλ᾽
εἰ συμμάχων εὐνοίᾳ πιστεύει, εἰ τοῖς ὅπλοις ἰσχύει, ταῦθ᾽
ὑπὲρ τῆς πόλεως δεῖ σκοπεῖν· ἃ σφαλερῶς ὑμῖν καὶ οὐ-
51 δαμῶς ἅπαντα καλῶς ἔχει. γνοίητε δ᾽ ἄν, εἰ σκέψαισθ᾽
ἐκείνως. πότε μάλιστ᾽ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε
πράγματα; οὐδένα γὰρ χρόνον ἄλλον ἢ τὸν νυνὶ παρόντ᾽
οὐδ᾽ ἂν εἷς εἴποι. τὸν μὲν γὰρ ἄλλον ἅπαντ᾽ εἰς δύο
ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ
ἡμᾶς, τῶν δ᾽ ἄλλων [Ἑλλήνων] οἱ μὲν ἡμῖν, οἱ δ᾽ ἐκεί-
νοις ὑπήκουον. βασιλεὺς δὲ καθ᾽ αὑτὸν μὲν | ὁμοίως 145
ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσ-
λαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπι-
στεύετο, ἔπειτ᾽ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε
52 τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς. νῦν δὲ πρῶτον μὲν
ὁ βασιλεὺς ἅπασι τοῖς Ἕλλησιν οἰκείως ἔχει (καὶ πάν-
των ἥκιστα δὴ ἡμῖν, ἄν τι μὴ νῦν ἐπανορθωσώμεθα)·

---

2 παρεσκευάσθαι F corr.: παρασκευάσθαι S (cf. IV 19. VIII 3) κατεσκευάσθαι F^{1}A (θαι in ras.) Y | κρῖναι A^1 corr. A^3 3 ἀεὶ F A om. Y^1 | βούλεται A | ἂν om. S 6 συννοιαι ut vid. S^1 | alterum εἰ om S^1 add. S^d | τοῦθ᾽ S 7 τῆς om. A | σφαλερῶς] φαύλως FY 7sq. οὐδαμῶς ἅπαντα καλῶς A: οὐδαμῶς ἅπαντ᾽ S^1 γρ. οὐδαμῶς καλῶς S^d οὐ καλῶς ἅπαντα FY 8 σκέψεσθε AY 11 τὸν] τῶν Y^1 | εἰς δύο ταῦτα om. S^1 add. S^d 12 διηιρειτο S | τὸ τῶν FY 13 δ᾽ post τῶν om. S^1 add. S^d | Ἑλλήνων. secl. Weil | ὑμῖν FY 14 μὲν del. Blass 15 ἅπασιν ὁμοίως FY | τοῖς δὲ κρατουμένοις coni. Weil 16 ἄχρις A | ποιῆσαι SFAY 19 ὁ om. A 19sq. καὶ πάντων ἥκιστα δὴ S: δὴ om. FAY καὶ ⟨πιστῶς⟩, πάντων ἥκιστα δ᾽ Weil [καὶ] πάντων δ᾽ ἥκισθ᾽ coni. Blass; καὶ pertinere videtur ad superlativum (cf. καὶ μάλιστα) 20 ἄν τι] ἅ τί γρ. FY^1 | ἐπανορθωσόμεθα F^1

ἔπειτα προστασίαι πολλαὶ καὶ πανταχόθεν γίγνονται, καὶ
τοῦ πρωτεύειν ἀντιποιοῦνται μὲν πάντες, ἀφεστᾶσιν δ'
ἐνί, καὶ φθονοῦσι καὶ ἀπιστοῦσιν αὑτοῖς, οὐχ οἷς ἔδει,
καὶ γεγόνασι καθ' αὑτοὺς ἕκαστοι, Ἀργεῖοι, Θηβαῖοι,
Λακεδαιμόνιοι, Κορίνθιοι, Ἀρκάδες, ἡμεῖς. ἀλλ' ὅμως εἰς 53
τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων τῶν
Ἑλληνικῶν πραγμάτων, εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας
εἰπεῖν, τὰ παρ' οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήρι'
ἐρημότερ' ἂν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων ἢ τὰ
παρ' ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε
φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται. αἴτιον δὲ τούτων 54
οὐχ ἓν ὦ ἄνδρες Ἀθηναῖοι (ῥᾴδιον γὰρ ἂν ἦν ἡμῖν μεταθεῖναι), IX 2
ἀλλὰ πολλὰ καὶ παντοδαπὰ ἐκ παντὸς ἡμαρτημένα
τοῦ χρόνου, ὧν τὸ καθ' ἕκαστον ἐάσας, εἰς ὃ πάντα τείνει
λέξω, δεηθεὶς ὑμῶν, ἂν λέγω τἀληθῆ μετὰ παρρησίας,
μηδὲν ἄχθεσθαι. πέπραται τὰ συμφέροντ' ἐφ' ἑκάστου IX 39
τῶν καιρῶν, καὶ μετειλήφαθ' ὑμεῖς μὲν τὴν σχολὴν καὶ
τὴν ἡσυχίαν, ὑφ' ὧν κεκηλημένοι τοῖς ἀδικοῦσιν οὐ πικρῶς
ἔχετε, ἕτεροι δὲ τὰς τιμὰς ἔχουσι. καὶ τὰ μὲν περὶ 55
146 τἄλλ' οὐκ ἄξιον ἐξετάσαι νῦν· ἀλλ' ἐπειδάν | τι τῶν πρὸς VIII 52 sqq.
Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει, ὡς οὐ δεῖ
ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἐξῆς

---

2 *μὲν ἀντιποιοῦνται* FY | *ἅπαντες* FAY 3 *ἐνί* Nitsche: *ἔνιοι* SFAY *ἔργῳ* Weil | *ἑαυτοῖς* FY | *οἷς* Weil coll. IX 35: *ὡς* SFAY num *ᾧ δεῖ*? 4 *αυτοῦ* A^1 6 sq. *τῶν Ἑλληνικῶν πραγμάτων* suspectat Weil 8 *οὐδέσι* SA: *οὐδ$\overset{\sigma\iota}{\epsilon}$νὶ* F *οὐδενὶ* Y 10 *ὑμῖν* FY 11 *ὑμῖν* FY 12 *ἦν ἂν* FY | *ὑμῖν* nonnulla apographa | *μεταθεῖναι*] *ει* et pars *ν* litt. in ras. F 14 *ἓν εἰς* FAY | *πᾶν* S | *τείνει* SA: *συντείνει* FY 15 *ἐὰν* A 16 *μηδένα* A | *ἄχθεσθαι* S cf. XIX 227 Lyc. 16: *ἀχθεσθῆναί μοι* FAY | *ἐκπέπραται* S rec. A | *ἐφ'*] *ἀφ'* S 18 *κεκλημένοι* A^1 corr. ead. Y^1 cf. § 49 19 *περὶ τἆλλα* SFY^1: *ἄλλα* AY corr. 22 *οὐδὲ* SA: *καὶ* FY

τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην
δύναμιν ὡς χαλεπόν, καὶ „διαρπάζειν τινὲς τὰ χρήματα
βούλονται“, καὶ ἄλλους λόγους ὡς οἷόν τ' ἀληθεστάτους
56 λέγουσιν. ἀλλὰ δεῖ δήπου τὴν μὲν εἰρήνην ἄγειν οὐχ
ὑμᾶς πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ
πολέμου πράττοντα (ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γ' ἀφ'
ὑμῶν ὑπάρχει)· νομίζειν δ' εἶναι χαλεπὰ οὐχ ὅσ' ἂν εἰς
σωτηρίαν δαπανῶμεν, ἀλλ' ἃ πεισόμεθα, ἂν μὴ ταῦτ'
ἐθέλωμεν ποιεῖν, καὶ τὸ „διαρπασθήσεται τὰ χρήματα“
τῷ φυλακὴν εὑρεῖν δι' ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ
57 τοῦ συμφέροντος ἀποστῆναι. καίτοι ἔγωγ' ἀγανακτῶ καὶ
τοῦτο, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἁρπάζοντας
ἐφ' ὑμῖν ἐστιν, τὴν δ' Ἑλλάδα πᾶσαν ἐφεξῆς οὑτωσὶ
Φίλιππος ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτ' ἐφ' ὑμᾶς ἁρπάζων.
58 Τί ποτ' οὖν ὦ ἄνδρες Ἀθηναῖοι τὸν μὲν οὕτω φανερῶς ἀδικοῦντα καὶ πόλεις καταλαμβάνοντ' οὐδεὶς πώποτε τούτων εἶπεν ὡς ἀδικεῖ καὶ πόλεμον ποιεῖ, τοὺς δὲ
μὴ ἐπιτρέπειν μηδὲ προΐεσθαι ταῦτα συμβουλεύοντας,

1 τὸ τὴν S corr. AY^2: τῶι την S^1 τὴν FY^1 1 sq. δύναμιν μεγάλην FAY 3 ὡς οἴονται S corr. γρ. FAY corr. 4 γρ. δήπου τον μεν ειρηνην άγειν λεγοντα ουχ υμασ S^d | μὲν om. A 5 οἵ γε FY 6 γὰρ om. A | τά s. v. FY | γ in ras. 1 litt. F 7 δ' εἶναι SA: δὲ δεῖ FY 8 μὴ ταῦτ' SF^1: ταῦτα μὴ F corr. AY corr. (ταῦτα om. Y^1) ex X 54 9 διαρπασθήσεται SA: διαρπασθήσεσθαι FY cf. VIII 54 10 ἧς SF corr. Y: ἣν F^1A γρ. Y^2 | κωλύσειν FY 11 ἀποστῆναι SFY: ἀφιστάναι A ἀφεστάναι Index Lambini ex VIII 54 12 αὐτὸ ante τοῦτο add. AY corr. | ἡμῶν S 13 ἃ om. S^1 add. S^d | ἁρπάζοντας SFY^1: ἀδικοῦντας A γρ. Y ex VIII 55 14 ἡμῖν SA | ἅπασαν F 15 ἡμᾶς F^1A 16 sqq. τὸ αἴτιον τὸν μὲν … οὐδένα … εἰπεῖν … ποιεῖν αἰτιᾶσθαι A (ποιεῖν φασιν A^3) 16 οὕτως FY 17 καὶ om. A 18 τοῦτον S corr. | πολεμοποιεῖ S 19 ἐπιτρέπειν F^1AY: προτρέπειν SF s. v. ead. | προίεσθαι A^1

*τούτους πόλεμον ποιεῖν φασίν; ὅτι τὴν αἰτίαν τῶν ἐκ
τοῦ πολέμου συμβησομένων δυσχερῶν (ἀνάγκη γάρ, ἀνάγκη
πολλὰ λυπηρὰ ἐκ τοῦ πολέμου γίγνεσθαι) τοῖς ὑπὲρ
ὑμῶν τὰ βέλτιστα λέγειν αἱρουμένοις ἀναθεῖναι βούλονται.*
147 *ἡγοῦνται γάρ, ἂν μὲν ὑμεῖς ὁμοθυ|μαδὸν ἐκ μιᾶς γνώμης* 59
*Φίλιππον ἀμύνησθε, κἀκεῖνον κρατήσειν ὑμᾶς καὶ
αὐτοῖς οὐκ ἔσεσθαι μισθαρνεῖν, ἂν δ' ἀπὸ τῶν πρώτων
θορύβων αἰτιασάμενοί τινας πρὸς τὸ κρίνειν τράπησθε,
αὐτοὶ μὲν τούτων κατηγοροῦντες ἀμφότερ' ἕξειν, καὶ
παρ' ὑμῖν εὐδοκιμήσειν καὶ παρ' ἐκείνου χρήματα λήψεσθαι,
ὑμᾶς δ' ὑπὲρ ὧν δεῖ παρὰ τούτων δίκην λαβεῖν,
παρὰ τῶν ὑπὲρ ὑμῶν εἰρηκότων λήψεσθαι. αἱ μὲν ἐλπίδες* 60
*αἱ τούτων αὗται καὶ τὸ κατασκεύασμα τὸ τῶν αἰτιῶν,
ὡς ἄρα βούλονταί τινες πόλεμον ποιῆσαι. ἐγὼ δ'
οἶδ' ἀκριβῶς ὅτι, οὐ γράψαντος Ἀθηναίων οὐδενὸς πόλεμον,
πολλὰ Φίλιππος ἔχει τῶν τῆς πόλεως καὶ νῦν εἰς
Καρδίαν πέπομφε βοήθειαν. εἰ μέντοι βουλόμεθ' ἡμεῖς
μὴ προσποιεῖσθαι πολεμεῖν ἡμῖν ἐκεῖνον, ἀνοητότατος
πάντων ἂν εἴη, εἰ τοῦτ' ἐξελέγχοι· ὅταν γὰρ οἱ ἀδικούμενοι
ἀρνῶνται, τί τῷ ἀδικοῦντι προσήκει; ἀλλ' ἐπειδὰν* 61
*ἐφ' ἡμᾶς αὐτοὺς ἴῃ, τί φήσομεν τότε; ἐκεῖνος μὲν γὰρ
οὐ πολεμεῖν, ὥσπερ οὐδ' Ὠρείταις, τῶν στρατιωτῶν*

---

1 *πολεμοποιεῖν* S *τὸν πόλεμον ποιεῖν* A^1 *τὸν* punctis del. A^3 4 *αἱρουμένοις*] *οἰομένοις* SFY *εἰθισμένοις* A *δεῖν οἰομένοις* Weil | *ἅπαντ'* ante *ἀναθεῖναι* add. FY *ἅπαντες* L rec. 5 *ἐὰν* FY | *ἐκ μιᾶς γνώμης* del. Cobet 7 *οὐκ* SFY: *οὐκέτι* A 10 *ἡμῖν* SF s. v. 13 *αἱ* om. A^1 *αἰτιῶν* S: *αἰτίων* FAY 15 *εὖ οἶδ'* FAY | *ἀκριβῶς* om. A | *γράψαντ$\overset{\alpha}{o}$ς* F 16 *καὶ ἄλλα πολλὰ γρ.* FA cf. VIII 58 17 *τὴν βοήθειαν* FY 18 *προσποιεῖσθαι*] inter *σ* et *π* litt. erasa S 21 *ἐπ' αὐτοὺς ἡμᾶς* A | *εἴη* A^1 22 *τῶν* om. S

ὄντων ἐν τῇ χώρᾳ, οὐδὲ Φεραίοις πρότερον, πρὸς τὰ
τείχη προσβάλλων, οὐδ’ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ
τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων. ἢ καὶ τότε τοὺς
ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν; οὐκοῦν
62 ὑπόλοιπον δουλεύειν· οὐδὲ γὰρ ἄλλο γ’ οὐδὲν ἔνι. καὶ
μὴν οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν καί τισι τῶν ἄλλων ἀνθρώπων
ἔσθ’ ὁ κίνδυνος· οὐ γὰρ ὑφ’ αὑτῷ ποιήσασθαι
τὴν πόλιν βούλεται Φίλιππος ὑμῶν, οὔ, ἀλλ’ ὅλως ἀνελεῖν.
οἶδε γὰρ ἀκριβῶς ὅτι δουλεύειν μὲν | ὑμεῖς οὔτ’ ἐθελήσετε, 148
οὔτ’, ἐὰν ἐθέλητε, ἐπιστήσεσθε (ἄρχειν γὰρ εἰώθατε),
πράγματα δὲ παρασχεῖν αὐτῷ, ἂν καιρὸν λάβητε,
πλείω τῶν ἄλλων ἀνθρώπων ἁπάντων δυνήσεσθε. διὰ
ταῦθ’ ὑμῶν οὐχὶ φείσεται, εἴπερ ἐγκρατὴς γενήσεται.

63 Ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ἐσομένου τοῦ ἀγῶνος, οὕτω
προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὐτοὺς ἐκείνῳ
φανερῶς ἀποτυμπανίσαι· οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἔξω
τῶν τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ
τῇ πόλει κολάσητ’ ἐχθρούς, ἀλλ’ ἀνάγκη τούτοις ὥσπερ
64 προβόλοις προσπταίσαντας ὑστερίζειν ἐκείνων. πόθεν
οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλ’ ἔμοιγε

---

1 πρότερον S: πρότερον ἢ F^{1}Y^1 πρότερον πρὶν ἢ F corr. A γρ. Y 2 προσβάλλων S: προσβαλών FY^1 προσβαλεῖν αὐτῶν A γρ. Y | ἕως ἂν A 5 οὐδὲ S: οὐ FAY | ἔνι] εστι A 6 οὐχ SA: οὐδὲ FY | ὑμῖν τε A | καὶ τοῖς ἄλλοις VIII 60 7 ὑφ’] ἐφ’ S 7 sq. τὴν πόλιν ποιήσασθαι φίλιππος βούλεται A 8 ἡμῶν F^{1}Y ὑμῶν οὔ om. A | ὅλως] ὅμως S^1 10 ἂν FAY | ἐθέλητε SFY: ἐθελήσητε A | ἐπίστασθε γρ. FY 11 αὐτῶι παρασχεῖν A 14 ἐσομένου] ὄντος A | τοῦ om. S | ὑμῖν οὕτω FAY 16 φανερῶς μισεῖν καὶ γρ. FA ex VIII 61 | ἀποτυπανίσαι S^{1}F^1 γρ. F^{1}Y | ἔξω τῶν S: τῶν ἔξω FAY 19 προσπταίσαντας S: προσπταίοντας FAY ex VIII 61 | πόθεν S: πόθεν γὰρ S corr. FY ἐπεὶ πόθεν A 20 ἄλλο ἔμοιγε δοκεῖ SY: ἔμοιγε ἄλλο δοκεῖ F ἄλλο δοκεῖ μοι A

δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα,
εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δ' ἀπειλεῖν ἤδη; οἷον
Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετ' εἰς τὴν νῦν παροῦσαν
δουλείαν· οὐδ' ἂν εἰπεῖν δύναιτ' οὐδεὶς ὅσα τοὺς ταλαιπώρους
Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησεν
καὶ πόλλ' ἕτερα· Θηβαίους τὰ νῦν ὑπάγει τὴν Βοιωτίαν
αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ
καὶ χαλεποῦ· ὥστε καρπωσάμενοί τιν' ἕκαστοι τούτων 65
πλεονεξίαν, οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πεπόνθασιν, οἱ
δ' ὅτι ἂν ποτε συμβῇ πείσονται. ὑμεῖς δ' ὧν μὲν ἀπεστέρησθε
σιωπῶ· ἀλλ' ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι,
πόσ' ἐξηπάτησθε, πόσων ἀπεστέρησθε. οὐχὶ Φωκέας,
οὐ Πύλας, οὐχὶ τὰ ἐπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν
149 Κερσοβλέπτην αὐτόν; οὐ νῦν Καρδίαν ἔχει καὶ ὁμολο|γεῖ;
τί ποτ' οὖν ἐκείνως τοῖς ἄλλοις καὶ ὑμῖν τοῦτον τὸν 66
τρόπον προσφέρεται; ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ
ὑμετέρᾳ ἄδει' ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα
χρήματ' αὐτὸν ἀσφαλές ἐστι λέγειν παρ' ὑμῖν,
κἂν ἀφῃρημένοι τὰ ὑμέτερ' αὐτῶν ἦτε. οὐκ ἦν ἀσφαλὲς 67
λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων
τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι· οὐκ
ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ μὴ σὺν εὖ πεπονθότος
τοῦ πλήθους τοῦ Θετταλῶν τῷ τοὺς τυράννους ἐκβαλεῖν

1 ποιοῦντας S¹ 6 τὰ om. A | ὑπάγεται FY 9 ἤδη FAY: δὴ S | πεπόνθασιν S: πάντες ἴσασιν FAY ex VIII 63 10 ὅταν habent SA VIII 63 13 σέρριον δορίσκον Y 14 Καρδίαν] καρδιανων? F¹ τὴν καρδιανῶν A 15 ἐκείν$\overset{ο}{ω}$ς F | τοῦτον τὸν S: οὐ τὸν αὐτὸν FAY 17 $\overset{υ}{η}$μετέραι F ἡμετέραι Y | ἀδείαι F¹ 21 τῶι S¹F corr. AY: τὸ S rec. F¹ 22 post Θετταλίᾳ add. τὰ φιλίππου γρ. FA 23 τοῦ Y: τῶν SFA | τῷ] τὸ S rec. | ἐκβάλλειν S

Φίλιππον αὐτοῖς καὶ τὴν πυλαίαν ἀποδοῦναι· οὐκ ἦν
ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν Βοιωτίαν ἀπέδωκεν καὶ
68 τοὺς Φωκέας ἀνεῖλεν. ἀλλ' Ἀθήνησιν, οὐ μόνον Ἀμφίπολιν
καὶ τὴν Καρδιανῶν χώραν ἀπεστερηκότος Φιλίππου,
ἀλλὰ καὶ κατασκευάζοντος ὑμῖν ἐπιτείχισμα τὴν
Εὔβοιαν καὶ νῦν ἐπὶ Βυζάντιον παριόντος, ἀσφαλές ἐστι
λέγειν ὑπὲρ Φιλίππου. καὶ γάρ τοι τούτων μὲν ἐκ πτωχῶν
ἔνιοι ταχὺ πλούσιοι γίγνονται καὶ ἐξ ἀνωνύμων καὶ
ἀδόξων ἔνδοξοι καὶ γνώριμοι, ὑμεῖς δὲ τοὐναντίον ἐκ
69 μὲν ἐνδόξων ἄδοξοι, ἐκ δ' εὐπόρων ἄποροι· πόλεως γὰρ
ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν, ὧν
πάντων ὑμεῖς ἔστ' ἄποροι. ἐκ δὲ τοῦ τούτων ὀλιγώρως
ὑμᾶς ἔχειν καὶ ἐᾶν τοῦτον τὸν τρόπον φέρεσθαι, ὁ μὲν
εὐδαίμων καὶ μέγας καὶ φοβερὸς πᾶσιν Ἕλλησιν καὶ βαρβάροις,
ὑμεῖς δ' ἔρημοι καὶ ταπεινοί, τῇ μὲν κατὰ τὴν
ἀγορὰν εὐετηρίᾳ λαμπροί, τῇ δ' ὧν προσῆκε παρασκευῇ
70 κατα|γέλαστοι. οὐ τὸν αὐτὸν δὲ τρόπον περί θ' ὑμῶν 150
καὶ περὶ αὑτῶν ἐνίους τῶν λεγόντων ὁρῶ βουλευομένους·
ὑμᾶς μὲν γὰρ ἡσυχίαν ἄγειν φασὶ δεῖν, κἄν τις ὑμᾶς
ἀδικῇ, αὐτοὶ δ' οὐ δύνανται παρ' ὑμῖν ἡσυχίαν ἄγειν,
οὐδενὸς αὐτοὺς ἀδικοῦντος. καίτοι λοιδορίας εἴ τις χωρὶς
ἔροιτο „εἰπέ μοι, τί δὴ γιγνώσκων ἀκριβῶς, Ἀριστόμηδες,
(οὐδεὶς γὰρ τὰ τοιαῦτ' ἀγνοεῖ) τὸν μὲν τῶν ἰδιωτῶν
βίον ἀσφαλῆ καὶ ἀπράγμονα καὶ ἀκίνδυνον ὄντα, τὸν δὲ

---

1 αὐτοῖς post πυλαίαν ponit A   2 πρὶν ἢ S corr. FY   5 ὑμῖν VIII 66: ἡμῖν SFAY   8 γίγνονται SA: γεγόνασι FY   12 ἁπάντων AY | ἐστὲ ὑμεῖς FAY | τοῦ s. v. F¹   13 φέρεσθαι A¹: προσφέρεσθαι S cf. § 66 τὰ πράγματα φέρεσθαι FA³ mg. Y   14 φοβερός ἐστι FY | ἅπασι τοῖς A | βαρβάροις γέγονεν A   15 μὲν γὰρ S¹   16 προσήκει A   19 sq. ἡμᾶς … ἡμᾶς … ἡμῖν S   21 χωρὶς εἴ τις FA Did. εἴ ut vid. om. Y¹ (habet ειτ in ras., ις s. v. χωρὶς Y¹)   22 ἔροιτο σε A | ἀριστόμηδες SA Did.: ἀριστόδημε FY

τῶν πολιτευομένων φιλαίτιον καὶ σφαλερὸν καὶ καθ'
ἑκάστην ἡμέραν ἀγώνων καὶ κακῶν μεστόν, οὐ τὸν ἡσύχιον,
ἀλλὰ τὸν ἐν τοῖς κινδύνοις αἱρεῖ;“ τί ἂν εἴποις; εἰ 71
γὰρ ὃ βέλτιστον εἰπεῖν ἂν ἔχοις, τοῦτό σοι δοίημεν ἀληθὲς
λέγειν, ὡς ὑπὲρ φιλοτιμίας καὶ δόξης ταῦτα πάντα
ποιεῖς, θαυμάζω τί δήποτε σαυτῷ μὲν ὑπὲρ τούτων ἅπαντα
ποιητέον εἶναι νομίζεις καὶ πονητέον καὶ κινδυνευτέον,
τῇ πόλει δὲ προέσθαι ταῦτα μετὰ ῥᾳθυμίας συμβουλεύεις.
οὐ γὰρ ἐκεῖνό γ' ἂν εἴποις, ὡς σὲ μὲν ἐν τῇ πόλει δεῖ τινὰ
φαίνεσθαι, τὴν πόλιν δ' ἐν τοῖς Ἕλλησι μηδενὸς ἀξίαν
εἶναι. καὶ μὴν οὐδ' ἐκεῖνό γ' ὁρῶ, ὡς τῇ πόλει μὲν ἀσφαλὲς 72
τὸ τὰ αὑτῆς πράττειν, σοὶ δὲ κίνδυνος, εἰ μηδὲν
τῶν ἄλλων πλέον περιεργάσει, ἀλλὰ τοὐναντίον σοὶ μὲν
ἐξ ὧν ἐργάζει καὶ περιεργάζει τοὺς ἐσχάτους ὄντας κινδύνους,
τῇ πόλει δ' ἐκ τῆς ἡσυχίας. ἀλλὰ νὴ Δία παππῴα 73
σοι καὶ πατρῴα δόξ' ὑπάρχει, ἣν αἰσχρόν ἐστιν ἐν σοὶ
καταλῦσαι· τῇ πόλει δ' ὑπῆρξεν ἀνώνυμα καὶ φαῦλα τὰ
τῶν προγόνων. ἀλλ' οὐδὲ τοῦθ' οὕτως ἔχει· σοὶ μὲν γὰρ
151 ἦν κλέπτης ὁ πα|τήρ, εἴπερ ἦν ὅμοιός σοι, τῇ πόλει δ'
ἡμῶν οὓς πάντες ἴσασιν οἱ Ἕλληνες ἐκ τῶν μεγίστων

---

1 πολιτευόμενον F^1 | φιλαίτιον] ε̣ρ̣[γωδη] Did. 2 ἡσύχιον καὶ ἀπράγμονα FAY 3 αἱρεῖ Dindorf: αἱρῆι SFAY | εἴποις FAY: εἴποι τις S 4 ἂν εἰπεῖν A | δοίημεν SA: συγχωρήσαιμεν FY 5 πάντα ταῦτα FY 8 ταῦτα προέσθαι A | μετὰ ῥαιθυμίας SF s. v.: διὰ ῥαιθυμίαν F^{1}AY 9 δεῖν S quod erunt qui defendant 11 ὁρῶ] ἐρῶ γρ. Y^3 | μὲν πόλει S 12 κίνδυνος SA: ἐπικίνδυνον FY 13 πλεῖον FY | περιεργάσει S^1 teste Dindorfio Y^1?: περιεργάσηι S corr. ead. FAY^2 14 ἐργάζει ... περιεργάζει Dindorf: ἐργάζηι ... περιεργάζηι SFAY 16 σοι ante ὑπάρχει FAY 19 ὅμοιος σοί G.H. Schaefer ut est Hermog. III 171 W. (195, 11 R.). 240 (261, 16) 20 οὓς G. H. Schaefer: ὡς SFAY | δὶς ἐκ γρ. S^{d}FAY

74 κινδύνων σεσωμένοι. ἀλλὰ γὰρ οὐκ ἴσως οὐδὲ πολιτικῶς
ἔνιοι τὰ καθ' αὑτοὺς καὶ τὰ κατ' αὐτὴν
πολιτεύονται· πῶς γάρ ἐστιν ἴσον τούτων μέν τινας
ἐκ τοῦ δεσμωτηρίου ἥκοντας ἑαυτοὺς ἀγνοεῖν, τὴν
πόλιν δ', ἣ προειστήκει τῶν ἄλλων τέως καὶ τὸ πρωτεῖον
εἶχεν, νῦν ἐν ἀδοξίᾳ πάσῃ καὶ ταπεινότητι καθεστάναι;

75 Πολλὰ τοίνυν ἔχων ἔτι καὶ περὶ πολλῶν εἰπεῖν
Prooem. XVII παύσομαι· καὶ γὰρ οὐ λόγων ἐνδείᾳ μοι δοκεῖ τὰ
πράγματ' οὔτε νῦν οὔτ' ἄλλοτε πώποτε φαύλως ἔχειν,
ἀλλ' ὅταν πάντ' ἀκούσαντες ὑμεῖς τὰ δέοντα καὶ ὁμογνώμονες
ὡς ὀρθῶς λέγεται γενόμενοι, τῶν λυμαίνεσθαι
καὶ διαστρέφειν ταῦτα βουλομένων ἐξ ἴσου
κάθησθ' ἀκροώμενοι, οὐκ ἀγνοοῦντες αὐτούς (ἴστε γὰρ
εὐθὺς ἰδόντες ἀκριβῶς, τίς μισθοῦ λέγει καὶ [τίς]
ὑπὲρ Φιλίππου πολιτεύεται, καὶ τίς ὡς ἀληθῶς ὑπὲρ
τῶν βελτίστων), ἀλλ' ἵν' αἰτιασάμενοι τούτους καὶ τὸ
πρᾶγμ' εἰς γέλωτα καὶ λοιδορίαν ἐμβαλόντες μηδὲν
76 αὐτοὶ τῶν δεόντων ποιῆτε. ταῦτ' ἐστὶ τἀληθῆ, μετὰ
πάσης παρρησίας, ἁπλῶς εὐνοίᾳ τὰ βέλτιστ' εἰρημένα,
οὐ κολακείᾳ βλάβης καὶ ἀπάτης λόγος μεστός, ἀργύριον
τῷ λέγοντι ποιήσων, τὰ δὲ πράγματα τῆς πόλεως τοῖς

---

1 ὑπὸ τῶν προγόνων ἡμῶν (om. S^{d}) σέσωσμένοι γρ. S^{d}FA^{3} mg. Y | σεσωσμένοι SFAY cf. XVI 31 | ἀλλὰ γὰρ om. S^{1} add. S^{d} 2 ἑαυτοὺς FY | κατ' αὐτὴν (υτὴν in ras.? S^{1}) S: κατὰ τὴν πόλιν FAY 4 ἥκοντας SA: προϊόντας FY 5 ἧι A | προσειστήκει S^{1} | τῶν ἄλλων SA cf. XVIII 200: τῶν ἄλλων ἑλλήνων FY τῶν Ἑλλήνων Cobet 12 λέγετε S 13 διαστρέφειν] διαφθείρειν γρ. FA 14 κάθησθε FAY: καθήσεσθε S 15 εὐθὺς] αὐτοὺς S | τίς ante ὑπὲρ del. Reiske 17 τοῦ βελτίστου A 19 ἐστὶ τἀληθῆ FAY: ἐστὶν ἀληθῆ S 21 κολακείαι S^{1} γρ. FA: κολακείας καὶ S corr. F (κολακίας F^{1}) Y | ἀργύριον μὲν S^{d}FAY 22 ποιήσων] οἴσων Cobet περιποιήσων Herwerden

ἐχθροῖς ἐγχειριῶν. ἢ οὖν παυστέον τούτων τῶν ἐθῶν, ἢ μηδέν' ἄλλον αἰτιατέον τοῦ πάντα φαύλως ἔχειν ἢ ὑμᾶς αὐτούς.

2 φαύλως ἔχειν πάντα A

In SFY subscriptum

ΚΑΤᾺ ΦΙΛΊΠΠΟΥ Δ̄ (post numerum ponit Y)
𐅅 Η̄ Δ̄ Δ̄ Δ̄ Ī Ī Ī Ī (𐅅 Η̄ Δ Δ Δ Η Η FY)

10 XI 14

XI

ΠΡΟΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΤΗΝ ΦΙΛΙΠΠΟΥ 152

ΥΠΟΘΕΣΙΣ

Ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους πέπομφεν ἐπιστολήν, κατηγορῶν αὐτῶν καὶ πόλεμον προκηρύττων ἄντικρυς. οὐκέτ᾽ οὖν ὁ ῥήτωρ πείθει τοὺς Ἀθηναίους πολεμεῖν (ἀνάγκη γάρ), ἀλλὰ θαρσύνει πρὸς τὸν κίνδυνον, εὐκαθαίρετον λέγων τὸν Μακεδόνα.

Ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος οὐκ ἐποιήσατο
τὴν εἰρήνην πρὸς ἡμᾶς, ἀλλ᾽ ἀνεβάλετο τὸν πόλεμον,
πᾶσιν ὑμῖν φανερὸν γέγονεν· ἐπειδὴ γὰρ Φαρσαλίοις
Ἅλον παρέδωκεν καὶ τὰ περὶ Φωκέας διῳκήσατο καὶ τὴν
Θρᾴκην κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος
καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῷ μὲν ἔργῳ πάλαι
πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ
- 2 τῆς ἐπιστολῆς ἧς ἔπεμψεν· ὅτι δὲ χρὴ μήτ᾽ ὀρρωδεῖν
ἡμᾶς τὴν ἐκείνου δύναμιν μήτ᾽ ἀγεννῶς ἀντιταχθῆναι
Diod. XVIII 10 πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ

ΠΡΟΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΤΟΥ ΦΙΛΙΠΠΟΥ F *προς τὴν φιλίππου ἐπιστολήν* A *ὑπόθεσις λόγου τοῦ πρὸς φιλίππου · ἐπιστολή* F *ὑπόθεσις τοῦ πρὸς τὴν φιλίππου ἐπιστολήν* Y 1 *ἐπιστολήν* om. F cf. XII 1 7 *ἡμᾶς* SA Did.: $\overset{η}{\text{ὑ}}$*μᾶς* F *ὑμᾶς* Y | *ἀνεβάλετο* SF^{1}A^{2}Y corr. Did.: *ἀνεβάλλετο* (prius *α* in ras ex *ε*?) A^{1}Y^1 *ἀνελάβετο* F s. v. Y s. v. 8 *ὑμῖν* SY Did. X 15: *ἡμῖν* FA Did. X 33 14 *ἡμᾶς* SFY Did.: *ὑμᾶς* A

153 πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν | πόλεμον, XVIII 88
ἐγὼ πειράσομαι διδάσκειν. πρῶτον μὲν γὰρ εἰκὸς Xen. An. III
ὦ ἄνδρες Ἀθηναῖοι τοὺς θεοὺς μεγίστους ἡμῖν ὑπάρχειν 2, 10
συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν
καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην·
ἔπειθ' οἷς πρότερον ηὐξήθη, φενακίζων αἰεί τινας καὶ 3
μεγάλ' ἐπαγγελλόμενος εὐεργετήσειν, ταῦτα πάντα διεξελήλυθεν II 5 (7) VII 34
ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων
καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμμαχούντων ὡς ἐπιθυμεῖ
προσενεχθῆναι τούτοις τὸν αὐτὸν τρόπον ὅνπερ VIII 64
Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται δ' ὑπὸ Θετταλῶν 4
δεσπόζειν, ἀλλ' οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος,
ὑποπτεύεται δ' ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾷ
κατέχων, εἰς δὲ τὴν ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς δὲ
πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὐτὸν ἄγων καὶ
τὴν ἐκείνων συμμαχίαν παραιρούμενος· ὥστε τῶν αὐτῷ
πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως,
τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς,
ἅπαντας δ' ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν. ἔτι 5
τοίνυν (οὐδὲ γὰρ τοῦτ' ἔστι μικρόν) οἱ κατὰ τὴν Ἀσίαν
σατράπαι καθεστῶτες ἔναγχος μὲν ξένους [μισθοφόρους]
εἰσπέμψαντες ἐκώλυσαν ἐκπολιορκηθῆναι Πέρινθον, νῦν
δὲ τῆς ἔχθρας αὐτοῖς ἐνεστώσης καὶ τοῦ κινδύνου πλησίον
ὄντος, εἰ χειρωθήσεται Βυζάντιον, οὐ μόνον αὐτοὶ
προθύμως συμπολεμήσουσιν, ἀλλὰ καὶ βασιλέα [Περσῶν] 6

3 *ἡμῖν* F¹AY: *ὑμῖν* S *ὑμῶν* F corr. 4 *ὑπερβὰς* . . . 5 *ὑπεριδὼν* FY 6 *ἀεὶ* FAY 7 *πάντα ταῦτα* FAY 8 *τῶν* post *ὑπὸ* suspectum, v. ad v. 13 13 *ὑπὸ τῶν* FY Did. 16 *αὐτῷ*] *αυτοῦ* A 19 *δ'* om. S¹ 21 *μισθοφόρους* del. Cobet *ξένων τε καὶ μισθοφόρων* dicit Dionys. Hal. Arch. V 22, 4 22 *νυνὶ* FY 25 *περσῶν* S *τῶν περσῶν* FAY *τὸν Περσῶν* Reiske, del. Dindorf

χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν
κέκτηται πλοῦτον ὅσον οὐδ' οἱ λοιποὶ πάντες, τηλικαύτην
δ' ἔχει ῥώμην πρὸς τὰς ἐνθάδε πράξεις, ὥστε καὶ
πρότερον, ἡνίκα Λακεδαιμο|νίοις ἐπολεμοῦμεν, ὁποτέροις 154
πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν
μεθ' ἡμῶν γενόμενος ῥᾳδίως καταπολεμήσει τὴν Φιλίππου
δύναμιν.

7 Πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν, οὐκ ἐρῶ μὲν
II 9 ὡς οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία
καὶ λιμένας καὶ τοιαῦθ' ἕτερα χρήσιμα πρὸς πόλεμον,
ὁρῶ δ' ὡς ὅταν μὲν ὑπ' εὐνοίας τὰ πράγματα συνέχηται
καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τῶν πολέμων,
μένει τὰ συσταθέντα βεβαίως· ὅταν δ' ἐξ ἐπιβουλῆς καὶ
πλεονεξίας ἀπάτῃ καὶ βίᾳ κατέχηται, καθάπερ ὑπὸ τούτου
νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως
8 αὐτὰ διέσεισε καὶ κατέλυσεν. καὶ πολλάκις εὑρίσκω λογιζόμενος
II 13 οὐ μόνον ὦ ἄνδρες Ἀθηναῖοι τὰ συμμαχικὰ τῷ
Φιλίππῳ πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ
I 21 τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδ' οἰκείως
II 14 οὐδ' ὡς οἴεταί τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις
ἐν μὲν προσθήκης μέρει ῥοπήν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ
δὲ καθ' αὑτὴν ἀσθενής ἐστιν καὶ πρὸς τηλικοῦτον ὄγκον
II 15 9 πραγμάτων εὐκαταφρόνητος. ἔτι δ' αὐτὴν οὗτος τοῖς πολέ-

1 χρήματα F^{1}AY: χρήμασι SF corr. quo servato ἡμᾶς coni. Voemel 2 πάντες] σύμπαντες Cobet 3 ῥώμην] δύναμιν A 6 ῥαιδίως ἂν A^1 8 τούτοις τοίνυν FAY 11 συνέχητε A^1 12 πᾶσι ταυτὰ S et II 9: πᾶσι ταῦτα A ταὐτὰ πᾶσι FY | συμφέρει A | τοῦ πολέμου A ex II 9 13 μενεῖ A 14 $\overset{\text{ὑ}}{\text{ἀπὸ}}$ F 16 αὐτὰ SA: ἅπαντα FY ex II 9 | διέσεισε καὶ κατέλυσεν S: διέσεισε καὶ διέλυσε FY διέλυσε καὶ διέσεισε A 20 οὐδ' suspectum 23 οὗτος SA: $\overset{\text{οὐ}}{\text{αὐτὸς}}$ F αὐτὸς Y

μοις καὶ ταῖς στρατιαῖς καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν
εἶναι νομίσειε, σφαλερωτέραν αὐτῷ πεποίηκε. μὴ γὰρ
οἴεσθ' ὦ ἄνδρες Ἀθηναῖοι τοῖς αὐτοῖς χαίρειν Φίλιππόν
τε καὶ τοὺς ἀρχομένους, ἀλλ' ἐννοεῖσθ' ὡς ὁ μὲν ἐπιθυμεῖ
δόξης, οἱ δ' ἀσφαλείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης
ἀκινδύνως, οἱ δ' οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα,
γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθ' ἑκάστην ἡμέραν
155 κινδυνεύειν ὑπὲρ αὐτῶν. ὥστε τοὺς μὲν πολλοὺς | τῶν 10
Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς II 17
τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ
τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας
ἐπ' ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας.
τοῖς μὲν γὰρ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίν-
δυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς II 18 sqq.
μᾶλλον ἢ τὰς μάχας δεδίασιν· κἀκεῖνοι μὲν μετὰ πάντων 11
ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν
ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν,
καὶ χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι
συμβέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις,
ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δ' ὅταν μάλιστα κατ-
ορθώσωσιν, τότε μάλιστα σκορακίζονται καὶ προπηλα-

---

1 *στρατιαῖς* SA cf. Aristoph. eq. 587: *στρατείαις* FY et II 15

2 *σφαλερωτέρ$\overset{\text{ον}}{\text{αν}}$* F *σφαλερώτερον* A 3 *φίλιππόν τε χαίρειν* AY corr. ex II 15 5 *αὐτῷ*] *τῷ* Blass 6 *οὐδὲν*] *οὐ* S | *καταλείποντες* S: *καταλιπόντες* FAY 7 *γονέας* Weil 8 *ὑπὲρ αὐτῶν* SA: *ὑπὲρ αὐτοῦ* FY | *ὥστε τοὺς* etiam F 9 *ὅπως* A 10 *ἑτέρους* A 11 *εὑρήσεται* S^1 12 *ἀδόξων*] *ἐνδόξων* S^1 corr. rec. s. v. et S^d in mg. 13 *ὁ πρὸς* AY corr 17 *πολεμίοις* A 18 *τρόπον τοῦ* A | *φοβεῖσθαι* post. *ἰδίᾳ* FAY 19 *ἐὰν* SA Did.: *ἐπειδὰν* FY 20 *ζημίας* S: *ζημίαν* FAY Did. | *εἴληφεν*] *ἔτυχεν* Cobet | *μάλιστα* SA Did.: *μέγιστα* FY | *κατορθώσουσι* A *κατορθῶσι* Did. 21 *καὶ προπηλακίζονται* om. Y^1

12 *κίζονται παρὰ τὸ προσῆκον. καὶ τούτοις οὐδ' ἂν εἷς εὖ*
φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί
φασιν οἱ συνδιατρίψαντες, ὥστε βουλόμενον τὰ κάλλιστα
τῶν ἔργων πάνθ' αὐτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι
τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι
13 *πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσιν. πῶς οὖν, εἴπερ ἐστὶ*
ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμέ-
II 20 sq. *νουσιν; ὅτι νῦν μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὸ κατορθοῦν*
αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι
δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀν-
θρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότ' ἀκριβῶς διακαλυ-
φθήσεται ταῦτα πάντα. συμβαίνει γὰρ ὥσπερ ἐν τοῖς σώ-
14 *μασιν ἡμῶν· ὅταν μὲν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθά-*
νεται τῶν καθ' ἕκαστα σαθρῶν, ἐπὰν δ' ἀρρωστήσῃ,
πάντα κινεῖται, κἂν | ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν 156
ὑπαρχόντων ᾖ μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασι-
λειῶν καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς
πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς,
ἐπὰν δὲ πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον
φορτίον ἢ καθ' αὐτὸν αἱρόμενον, γίγνεται φανερὰ τὰ
δυσχερῆ πάντα τοῖς ἅπασιν.

15 *Εἰ δέ τις ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι τὸν Φίλιππον*
II 22 (IV 4) *ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμη-*

---

1 *παρὰ*] *κατὰ* A¹ corr. A²   2 *αὐτὸν φιλότιμον* FAY   4 *ἅπαντ'* FY | *αὐτοῦ* Bekker: *αὐτοῦ* SFAY   6 *ἀτυχοῦσιν* A   7 *τοιαῦτα* om. F¹ add. ead. | *παραμενοῦσιν* FY   9 cf. Senec. controv. IX 13   10 *καὶ*] *ἢ* A | *τὰς ἁμαρτίας*] *τὰ τοιαῦτα ὀνείδη γρ.* S rec. *γρ.* FA *γρ.* Y³ ex II 20   12 *ταῦτα πάντα* S Stob. XXXXII 13 H.: *πάντα ταῦτα* FAY   16 *ὑγιαῖνον* A   17 *πασῶν* FAY | *τῶν* om. Y¹   18 *κατορθώσειν* ut vid. F¹ *κατορθοῦσιν* A | *τὰ κακὰ τοῖς πολλοῖς ἐστίν* FA *τοῖς πολλοῖς ἐστὶ τὰ κακά* Y   19 *δέ τι* FAY cf. v. 11 | *εἰκὸς παθεῖν* FAY   20 *καταυτὸν* A | *ἀράμενον* FAY   21 *πᾶσιν* A

τον, σώφρονος μὲν ἀνδρὸς χρῆται προνοίᾳ· μεγάλη γὰρ
ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ
τῶν ἀνθρώπων πράγματα· κατὰ πολλοὺς μέντοι τρόπους
ἕλοιτ' ἄν τις οὐχ ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν
ἐκείνου. παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου 16
παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου μόνον, ἀλλὰ
συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίᾳ βασιλευσάντων·
κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δ' VII 12
ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων. ἔτι δὲ τοσούτῳ
πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν
ἔχομεν, ὅσῳ διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα
πράττοντες. τί ποτ' οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ 17
πλείω κατώρθωσεν ἡμῶν; ὅτι ὦ ἄνδρες Ἀθηναῖοι (παρρησιάσομαι II 23
γὰρ πρὸς ὑμᾶς) ὁ μὲν αὐτὸς στρατεύεται καὶ
ταλαιπωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν
παριεὶς οὔθ' ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ
(εἰρήσεται γὰρ τἀληθῆ) οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα,
μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ IV 9
157 *τὴν ἀγορὰν | εἴ τι λέγεται νεώτερον. καίτοι τί γένοιτ'* IV 10
ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων
καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε IV 37
μικρῷ πρότερον; καὶ τῷ μὲν ὑπάρχουσιν μισθοφόροι 18
στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρ' ἡμῖν ῥητόρων
τινές, οἳ τὰς παρ' ἐκείνου δωρεὰς οἴκαδε λαμβά- VII 17

---

2 *τὸ* om. Y add. Y^2 mg. | *ἐστὶ* om. A 6 *εὐδαιμονίαν* SA: *ἡγεμονίαν* FY 7 *τῶν* om. Y^1 9 *πώποτε* A | *ἁπάντων ἀνθρώπων* FY 10 *τὴν παρα την τῶν* A *τὴν παρὰ τῶν γρ.* Y^2 16 *παρεὶς . . . παραλιπὼν* A 17 *τἀληθὲς* FY 18 *αἰεὶ* Y 23 *ἡμῖν* AY^2 mg.: *ἡμῶν* SFY 24 *ἐκείνων* S 24 sq. *λαμβάνειν νομίζοντες* SA: *λαμβάνοντες* FY

νειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες, οὐδ'
αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν
μικροῦ λήμματος πωλοῦντες. ἡμεῖς δ' οὔτε τῶν ἐκείνου
VIII 21 πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν, οὔτε ξενο-
19 τροφεῖν ἐθέλομεν, οὔτε στρατεύεσθαι τολμῶμεν. οὔκουν
II 28 ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν
πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς
ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ
πάντα πράττοντος, ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας.

20 Ὧν ὦ ἄνδρες Ἀθηναῖοι χρὴ λαβόντας ἔννοιαν, καὶ
IX 8 λογισαμένους ὡς οὐδ' ἐφ' ἡμῖν ἐστιν τὸ φάσκειν ἄγειν
εἰρήνην (ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον
καὶ τοῖς ἔργοις ἐξενήνοχεν) μηδενὸς μὲν φείδεσθαι μήτε
τῶν δημοσίων μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που
καιρὸς ᾖ, προθύμως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς
21 ἀμείνοσιν ἢ πρότερον. μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, δι' ὧν
II 26 ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων
IV 7 αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω· μηδὲ
νομίσητε ῥᾳθυμούντων ἡμῶν, ὥσπερ πρότερον, ἑτέρους
ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως· ἀλλ' ἐννο-
εῖσθ' ὡς αἰσχρόν ἐστιν τοὺς μὲν | πατέρας ἡμῶν πολλοὺς 158
πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμο-

---

1 *οὐκ αἰσχ. . . . ζῶντες* om. A^1 add. ead. mg. | *αἰσχύνονται . . . οὐδ'* del. Cobet 2 *καὶ τὰ*] *κατὰ* S | *καὶ τὰ σφῶν* FY: *καὶ τὰς φωνὰς* S^1 (m. rec. circumfl. super *ω* et lineolam sub *ας* fecit) *κατὰ τὰ σφῶν* A 3 *οὔτε*] *οὐδε* A 4 sq. *οὔτε . . . ἐθέλομεν* om. A^1 add. A^2 5 *αὐτοὶ στρατεύεσθαι* FA^2Y 6 *οὐδέν ἐστι* S rec. *γρ.* FA | *δεινὸν* S *γρ.* FA: *θαυμαστὸν* S rec. mg. FY 8 $\overset{\nu}{\text{ὡς}}$ F 10 *λαβόντα* A 12 *προηγόρευσε* S 14 *δημοσίων* SA: *κοινῶν* FY | *ἐάν* FY 17 *ἐκ χρηστῶν ἐγένετο* FAY^2 mg. ex II 26 | *τὰ* om. A schol. p. 213, 8 19 *ὑμῶν* FY 20 *ἡμετέρων* A 21 $\overset{\eta}{\text{ὑμῶν}}$ F *ὑμῶν* Y 22 *κινδύνους μεγάλους* FY

νίοις πολεμοῦντας, ἡμᾶς δὲ μηδ' ὑπὲρ ὧν ἐκεῖνοι δικαίως 22
κτησάμενοι παρέδοσαν ἡμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι,
ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως VII 7
εἶναι φιλοκίνδυνον, ὥσθ' ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν
ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, XVIII 67
Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, XIX 64
ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τούτους διὰ ῥαθυμίαν
ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα
καὶ τὰ συμφέροντα τῆς πατρίδος.

Ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι 23
μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ XIV 14
λόγοις, ἀλλὰ τοῖς ἔργοις πρὸς τὴν παρ' ἡμῶν συμμαχίαν·
ὡς ἅπας μέν ἐστιν λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, II 12
τοσούτῳ δὲ μάλισθ' ὁ παρὰ τῆς ἡμετέρας πόλεως,
ὅσῳ δοκοῦμεν αὐτῷ προχειρότατα χρῆσθαι τῶν ἄλλων
Ἑλλήνων.

1 *ὑμᾶς* FY | *μὴ* A 2 *παρέδοσαν*] ο ex ω corr. F | *ὑμῖν* apographa | *ἀμύνασθαι* A 3 *λακεδαιμονίας* S^1 corr. ead. | *ὁρώμενον* S^1 4 *ὥσθ'* S γρ. FAY: *ὡς* F 6 *ἀθηναίοις* S | *ὑπακούειν* FAY 7 *ἐν* om. FY 7 sq. *μαλακίαν ἢ ῥαθυμίαν* FAY | *ἐγκαταλιπεῖν* FAY 10 *χρῆναι πάντας ἡμᾶς παρασκευάζεσθαι* FAY 11 *τοὺς ἄλλους ἕλληνας* FY 12 *ἀλλὰ καὶ* FY | *ὑμῶν* A 13 *πράξεως* A 15 *δοκοῖμεν* S^1

In S subscriptum

ΠΡῸΣ ΤῊΝ ΦΙΛΊΠΠΟΥ ἘΠΙΣΤΟΛΉΝ
$\overline{\mathrm{H}}$ $\boxed{\Delta}$ $\overline{\Delta}$ $\overline{\Delta}$ $\overline{\Delta}$ $\overline{\Delta}$ $\overline{\Pi}$ $\overline{\mathrm{I}}$

in F ΠΡῸΣ ΤῊΝ ἘΠΙΣΤΟΛῊΝ ΦΙΛΊΠΠΟΥ
Η $\boxed{\Delta}$ Δ Δ Δ Δ Π Ι *δι$\overset{\vartheta}{\text{ῶ}}$ρ αγ* (compendio) *δυο ἀττικ^{σ}*

in Y
Η $\boxed{\Delta}$ Δ Δ Δ ΠΙ ΠΡΟΣ ΤῊΝ ἘΠΙΣΤΟΛῊΝ ΤῊΝ ΦΙΛΊΠΠΟΥ

10 XI 14

XII

ΕΠΙΣΤΟΛΗ ΦΙΛΙΠΠΟΥ

Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.

Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵν’ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθ’ ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάν|των δηλῶσαι καθαρῶς. 159

2 Πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δ’ ἔφερεν παρ’ ἡμῶν ἐπιστολάς, ἀνέγνωτ’ ἐπὶ τοῦ βήματος. ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας. 3 ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησεν, τέλος δ’ εἰς τοῦτ ἦλθεν

Epistulam om. SA | 2 πρέσβεις F γρ. Y mg.: πρεσβείας Y^1 9 οὐχ ὅτι . . . ἐπετιμήσατε Blass post Weilium: οὐ . . . ἐπετιμήσατε ὅτι FY ὅτι τὴν δίκην om. duo apographa Parisina, ὅτι del. Voemel

παρανομίας, ὥστ᾽ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα
πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας
ἐπιθεὶς ἀπελύτρωσεν ταλάντων ἐννέα· καὶ ταῦτα τῷ
δήμῳ συνδοκοῦντ᾽ ἐποίησεν. καίτοι τὸ παρανομεῖν εἰς 4
κήρυκα καὶ πρέσβεις καὶ τοῖς ἄλλοις ἅπασιν ἀσεβὲς εἶναι
δοκεῖ καὶ μάλισθ᾽ ὑμῖν· Μεγαρέων γοῦν Ἀνθεμόκριτον
ἀνελόντων εἰς τοῦτ᾽ ἐλήλυθεν ὁ δῆμος, ὥστε μυστηρίων
μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν
ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφ᾽
οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν
αὐτοὺς φαίνεσθαι ποιοῦντας; Καλλίας τοίνυν ὁ παρ᾽ 5
ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ
κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους,
ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ᾽ εἰς Μακεδονίαν πλέοντας
ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθ᾽ |
160 ὑμεῖς ἐπῃνεῖτ᾽ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστ᾽ ἔγωγ᾽
ἀπορῶ τί ποτ᾽ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι
πολεμεῖν· καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε
καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις
ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.

Χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας, 6
ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλ-

3 ἀπηλύτρωσεν FY^1 (?) 4 συνδοκοῦντα Cobet: εὖ δοκοῦντα FY | καίτοι apographa: καὶ FY 5 καὶ ante τοῖς del. Reiske | ἅπασιν] τε πᾶσιν FY: τοῖς τε ἄλλοις ἅπασιν del. cum Reiskio καὶ malebat Hercher 7 τοῦτ᾽ ⟨ὀργῆς⟩ Wolf 8 εἶργον Hercher: εἴργειν FY | ὑπόμνημα Reiske: ὑπομνήματα FY cf. XXII 74, XXIV 182 | δὲ] ε in ras. F 11 αὐτοὺς FY^2: αὐτὰ γρ. FY^1 | ποιοῦντας FY^2: ποιοῦντες γρ. FY^1 12 παγασειτῆι F παγασείτηι Y 13 κόμποι Y^1 | ἐνόρκους γρ. FY: ὅρκους F 14 συμμαχίδας vulgo: συμμαχίας F συμμάχους γρ. FY 18 ⟨οὐ⟩ φανερῶς Richards ⟨οὔπω⟩ φανερῶς Wendland | διεφερόμεθα cf. Dionys. H. Arch. V 7, 2 20 ἐβοηθεῖτε] ηθειτε in ras. F

κατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστ' ἄν τις
θαυμάσειεν. πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον
καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζῃ, παρα-
καλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας
7 ἐπ' αὐτόν· νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ
μίσους, ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας.
καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι,
τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρ-
σην ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δ' οὐκ αἰσχύνεσθε ταῦτα
ποιοῦντες ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες.

8 Ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετ' ἐν τοῖς ψηφί-
σμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν
Θρᾴκης ἄρχειν, ὡς ὄντας Ἀθηναίους. ἐγὼ δὲ τούτους
οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας
ὑμῖν οὔτ' ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτ' Ἀθη-
ναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετ' ἐμοῦ στρατευόμενον
ἐφ' ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρ' ἐμοῦ πρεσβευταῖς
ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα
δ' ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν
9 Ἀθηναίων ἐχθρόν. καίτοι πῶς ἐστι τοῦτ' ἴσον ἢ δίκαιον,
ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶ|ναι φάσκειν αὐτὸν 161
τῆς πόλεως, ὅταν δ' ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην
ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφ' ὑμῶν· καὶ Σιτάλκου μὲν
ἀποθανόντος, ᾧ μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσα-
σθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσο-

---

6 *διαλέγεσθε* Dobree: *διαλέγεσθαι* FY | *τῆς* del. Cobet | *ἐπιμαχίας* O^1: *ἐπισυμμαχίας* FY cf. Xen. inst. Cyri III 2, 23 14 *τῶν περὶ* vulgo: *περὶ τῶν* FY 16 *τήρη* F^1 22 *δέμε* Y 23 *ὑφ'* om. Felicianus *ὑφ' ὑμῶν* del. Herwerden 25 *ἀποκτείνοντα* Y^1

βλέπτου πόλεμον αἵρεσθαι πρὸς ἡμᾶς; καὶ ταῦτα σαφῶς
εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας
οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν
φροντίζει τῶν ὑμετέρων. οὐ μὴν ἀλλ᾽ εἰ δεῖ πάντα τἆλλα 10
παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν
Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ
τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν πείσητε τοὺς ἐκβα-
λόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς
τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρ᾽ ἐμοῦ τὴν Θρᾴκην,
ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον. εἰ δὲ τοῖς μὲν
ἐκείνων κρατήσασιν μηδ᾽ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δ᾽
ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;

Περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια, 11
παραλιπεῖν προαιροῦμαι· Καρδιανοῖς δέ φημι βοηθεῖν,
γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνης σύμμαχος, οὐκ ἐθελόν-
των δ᾽ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεη-
θέντος, οὐκ ὀλιγάκις δ᾽ ἐκείνων· ὥστε πῶς οὐκ ἂν εἴην
πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλ-
λον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούν-
των ἢ τῶν βεβαίως μοι φίλων ἀεὶ μενόντων;

Εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτ᾽ ἐλη- 12
λύθατε πλεονεξίας, ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ
162 προειρημένα μόνον, τὰ δ᾽ ὑπογυότατα | Πεπαρηθίων φα-
σκόντων δεινὰ πεπονθέναι προσετάξατε τῷ στρατηγῷ
δίκην παρ᾽ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμω-
ρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δ᾽ εἰρήνης οὔσης

1 αἵρεσθαι G. H. Schaefer: αἱρεῖσθαι FY ἄρασθαι Dobree cf. XIV 3 τὸν π. αἱρεῖσθαι dicit Isocr. VIII 12, Diod. XIII 29, XVIII 10 6 συρακοσίωι Y^1: συρακουσίωι FY^2 10 ἦρχον Hercher: ἦρχεν FY 14 παραλειπειν F^1 23 Πεπαρηθίων Reiske: πεπαρρηθίων FY item § 13, 15

καταλαβόντες Ἀλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς
ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις.
13 ὑμεῖς δ' ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν
οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν, ἀκριβῶς εἰδότες.
καίτοι τὴν νῆσον οὔτ' ἐκείνους οὔθ' ὑμᾶς ἀφειλόμην,
ἀλλὰ τὸν λῃστὴν Σώστρατον. εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι
Σωστράτῳ, λῃστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ
δ' ἀκόντων ὑμῶν ἐκεῖνος ἐκράτει, τί δεινὸν πεπόνθατε
λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος;
14 τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς
ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες
λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον,
ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν
ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον
ὕποπτος γένωμαι τῷ πλήθει. γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην
κριθῆναι περὶ τούτων πρὸς ὑμᾶς, ἵν' ἐὰν μὲν
ἐμὴ γνωσθῇ, παρ' ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δ'
15 ὑμετέρα κριθῇ, τότ' ἀποδῶ τῷ δήμῳ. ταῦτα δ' ἐμοῦ πολλάκις
ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι
δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην
λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους; οὐ
τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας;
καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσῆκεν ἀπαι-

---

4 ἐπεσκέψασθε Y^2 mg.: ἐπεσκήψασθε FY^1 | comma post τιμωρίαν posuit Weil | εἰδότες] del. Herwerden ἐξετάζετε coni. Weil εἴδετε Blass; num ἐλέγχετε? 5 καίτοι] ὅτι Felicianus 8 ἐκράτει F: κατεκράτει Y 13 προσταττόμενον Dindorf: προστασσόμενον FY 14 προέμενος Cobet: προειμένος F corr. (προκειμενος? F^1) Y 15 γνοὺς ⟨δ'⟩ vel ⟨οὖν⟩ Reiske 16 ἡμᾶς Felicianus | ἐὰν G.H.Schaefer: εἰ FY 18 δέμου Y 21 $\overset{\text{παρα}}{\text{ὑπερ}}$βεβηκότων F παραβεβηκότων Y

168 τεῖν Ἀθηναίους; εἰ δ' ὑμε|τέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε
καταλαβοῦσι τὴν ἀλλοτρίαν;

Εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας, ὥστε βουλόμενος 16
ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην
αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρατιᾷ, τῶν μὲν
κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων
ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ
Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς
ἅπαντας ὅτι πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ.
τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων
καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν
ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν
ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθ' ἀλλήλους. καίτοι σκοπεῖσθε 17
πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ
πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους·
καὶ λογίζεσθ' ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν
καὶ Μαρωνίτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις,
αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦσι
τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας
ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ
λήψεσθε τὰ νῦν ὑφ' ἡμῖν ὄντα.

Πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος 18
ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵν' ὦσι
μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας

---

1 ὠργίζεσθε Blass 6 Πολυκράτους] α in ras. F 8 διαγγέλλοντος Felicianus: διαγγέλλειν FY 9 πολεμεῖν Felicianus: πόλιν FY | προστάττετε] αττετ in ras. F 10 τῶν πόλεων Blass 12 ὑμᾶς προκαλούμενος Y 13 ἀλλήλοις ut vid. F^{1}Y^1 17 μαρωνίτας (?) F^1 cod. Coisl. ap. Montefalconium Blass: μαρωνείτας F corr. Y cf. ad XVII 23, Meisterhans Gramm. d. Att. Inschr.^{3} 54 18 ἀμφισβητοῦμεν apographa nonnulla (non F) 21 λήψεσθαι? F^1

ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων
λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ
τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς
τι καθ' ἡμῶν, ἢ φανερῶς ἐξε|λέγξαι με φαυλότατον ὄντα 164
19 τῶν ἁπάντων. τῷ μὲν οὖν δήμῳ ταῦτα συνέφερεν, τοῖς
δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας
τῆς παρ' ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς
Is. V 78 εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους
Diod. XVIII 10 τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρ'
αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ
τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ
βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ
δημοτικοί.

20 Ῥᾴδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς
μικρὰ πάνυ προεμένῳ, καὶ ποιῆσαι λέγειν ἐπαίνους
ὑπὲρ ἡμῶν. ἀλλ' αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ὑμᾶς εὔνοιαν
παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς
ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν, ὥστε καὶ περὶ Ἀμφιπόλεως
πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν
ἀντιποιουμένων αὐτῆς οἴομαι πολὺ δικαιότερα λέγειν
21 αὐτός. εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται,
πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ
προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν
αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν
εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις,
ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρ-

---

7 ἔμπειροι γρ. O Par. 5: ἔμποροι FY 9 ἀεί τι λαμβάνειν Felicianus: ἀντιλαμβάνειν FY 11 τῶν Palatinus 113: τοῖς FY | ἐνδοξάτοις Y¹ 20 οἴομαι F¹: οἶμαι F corr. Y 22 ἡμεῖς] η in ras. F 24 post Μήδων duae litt. eras. F μήδων ὧν Y

*χει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς
ὑμᾶς μὲν ἐκβαλόντας, ὑπὸ Λακεδαιμονίων δὲ κατοικι-
σθέντας, ἔλαβον τὸ χωρίον. καίτοι πάντες οἰκοῦμεν τὰς* 22
*πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον
κύριοι καταστάντες. ὑμεῖς δ' οὔτε πρῶτοι λαβόντες οὔτε*
165 *νῦν ἔχοντες, ἐλάχι|στον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμεί-
ναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ
ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ
γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς, ἐγνώκατε δι-
καίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην
ἔχοντος ἐμοῦ τὴν πόλιν, κἆτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς
ὁμολογίαις. καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα* 23
ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης Is. VI 30. 32
*ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς
γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφ' ὑμῶν τῶν
εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων;*

*Ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτ' ἐστίν· ὡς δὲ προϋπαρ-
χόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς
πράγμασιν ἐπιτιθεμένων καὶ καθ' ὅσον ἂν δύνησθε*

---

7 *ἀντιποιεῖσθε* Vind. 2: *ἀντεποιεῖσθε* FY 9 *ἐγνώκατε* Felicianus: *ἐγνωκότες* FY *ἐγνωκότες* ⟨*φαίνεσθε*⟩ Cobet; servato *ἐγνωκότες* v. 10 post *ἡμᾶς* lacunam indicavit Weil 11 *κἆτα γρ.* Index Lambini: *κατὰ* FY 16 *οὐδὲν* Ald.: *οὐθὲν* FY quod tum iam in usu erat, cf. Meisterhans § 90, 5 19 post *ὑπαρχόντων* inserendum videtur *ὑμῶν*, cf. Did. col. X 24 sqq. (v. etiam Crönert, Gött. gel. Anz. 1907, 268) *προυπαρχόντων οὖν ὑμῶν καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἐπικειμένων καὶ διὰ τ̣έ̣λ̣ο̣υ̣ς ὡ̣ς μάλιστα δύνασθε πραγματευομένων ὅπ̣ως* [.] *λ* [.] *ιτ* .. *ἐμὲ πολ* ..... *ν πρότερον ὑμ* (des. 19 litt.) [*μετὰ*] *τοῦ δικαίου ἀμ*[*υνοῦμαι πάσῃ δυνάμει*] *ἀντιπαρατατόμενος*, quae tamen verba non ex hac epistula sumpta esse docuit Laqueur (Herm. XLVI p. 338)

κακοποιούντων, ὑμᾶς ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθ' ὑμᾶς.

1 *κακὸν ποιούντων* Y | „ad participia addet lector attentus tacita cogitatione *ὑμῶν*“ Reiske | *ὑμῶν, ἀμυνοῦμαι* Cobet

In FY subscriptum

ἘΠΙΣΤΟΛῊ ΦΙΛΊΠΠΟΥ

in F add. Δ (i. e. *διώρθωται*)

10 XI/14

ΣΥΜΒΟΥΛΕΥΤΙΚΟΙ

XIII

ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ

ΥΠΟΘΕΣΙΣ

Ὁ λόγος οὗτος οὐκέτι Φιλιππικός ἐστιν, ἀλλ' ἁπλῶς συμβουλευτικός. ἐκκλησίαν γὰρ ἀγόντων τῶν Ἀθηναίων περὶ τῶν 166 θεωρικῶν χρημάτων, | παρελθὼν ὁ Δημοσθένης πείθει συνταχθῆναί τ' αὐτοὺς καὶ τὸ ἀρχαῖον ἀναλαβεῖν ἀξίωμα στρατευομένους καὶ τῶν Ἑλλήνων προκινδυνεύοντας, καὶ συγκρίνει τὰ νῦν τοῖς ἐπὶ τῶν προγόνων, πολὺ φαυλότερα καὶ ταπεινότερα τῶν παλαιῶν δεικνύς.

Περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἐκκλησίαν ποιεῖσθ' ὦ ἄνδρες Ἀθηναῖοι οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτ' ἐπιτιμήσαντα τοῖς νέμουσιν καὶ διδοῦσιν τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθ' ὡς δεῖ λαμβάνειν χαρίσασθαι τοῖς σφόδρ'

Tit. Συμβ. om. S^1, superscr. △ F

2 γὰρ] δὲ F 3 πείθει παρελθὼν ὁ δημοσθένης Y 4 τ' om. F 5 ἑλληνικῶν Y^1 7 τὰ παρὰ τῶν παλαιῶν Y^1 8 ὧν S^1 Did.: ὧν ἕνεκα S rec. et S^dFAY | ἐκκλησίαν αὐτοὶ A mg. pr. m. 9 ποιεῖσθε γρ. S^d: ποιεῖτε SFAY Did. 10sq. τὰ κοινὰ καὶ διδοῦσιν A 12sq. καὶ παραινέσαντα ὡς δεῖ λαμβάνειν del. Cobet

ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν· οὐδέτεροι γὰρ πρὸς τὸ τῇ
πόλει συμφέρον σκοποῦντες οὔτ᾽ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι
τὸ πρᾶγμα, ἀλλ᾽ ὡς ἑκάτεροι χρείας καὶ περιουσίας
2 *ἔχουσιν. ἐγὼ δὲ τοῦτο μὲν οὔτ᾽ ἂν εἰσηγησαίμην,*
οὔτ᾽ ἂν ἀντείποιμ᾽ ὡς οὐ δεῖ λαμβάνειν· παραινῶ μέντοι
σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τὸ ἀργύριον
μέν ἐστι τοῦθ᾽, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ
δ᾽ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου. εἰ μὲν οὖν μετὰ
τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε,
οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστ᾽ ὠφελήσετε
τὴν πόλιν καὶ ὑμᾶς αὐτούς· εἰ δὲ τοῦ μὲν λαμβάνειν
καὶ ἑορτὴ καὶ πᾶσ᾽ ἀρ|κέσει πρόφασις, τοῦ δ᾽ ἃ 167
πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε,
ὁρᾶτε μή ποθ᾽, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν,
3 *σφόδρ᾽ ἡμαρτηκέναι νομίσητε. ἐγὼ δέ φημι δεῖν (καί*
μοι μὴ θορυβήσητ᾽ ἐφ᾽ ᾧ μέλλω λέγειν, ἀλλ᾽ ἀκούσαντες
κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν,
οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι
τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν
ἕκαστον αὐτὸν μὴ μόνον ταῦτ᾽ ἀκούειν ἐθέλοντα,
ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵν᾽ ὦ ἄνδρες Ἀθηναῖοι
III 35 *τῶν ἀγαθῶν τὰς ἐλπίδας δι᾽ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ*
4 *τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει. καὶ*
τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ ἃ νῦν ἐκ τῶν

1 *πρὸς* del. Cobet 3 sq. *καίπερ ουσιας* S^1 *παρουσίας* legisse vid. Harpocr. s. v. 4 *οὐδ᾽ ανεισηγησαιμην* S 5 *ἂν* om. FAY^1 (habet *γρ.* Y^2) | *μέντοι*] *τοι* s. v. S 7 *ὑπὲρ* S: *περὶ* FAY | *βουλευσεσθε* S^1 9 *κατασκευάσαισθε* A 10 *οὐδὲν βλάπεσθε* A 12 *ἀρκέσηι* ut vid. S^1 17 *ὡς περὶ τοῦ* G. H. Schaefer: *ὥσπερ τοῦ* S *ὥσπερ τῶι* FAY 18 *καὶ* ante *περὶ* om. AY (habet *γρ.* Y^3) 20 *ἑαυτὸν* A *αὐτῶν* Y^1 23 *πυνθάνησθε*] *η* in ras. F 24 *προσιόντα γρ.* S^{d}FAY: *προσόντα* S^1 *γρ.* Y^3 | *ἃ* in ras. A

ἰδίων παραναλίσκετ᾽ εἰς οὐδὲν δέον καὶ ὅσ᾽ ἐκ τῶν
συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον III 34
ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δ᾽ ὑπὲρ
τὸν κατάλογον ἐξεταστικὸν ἢ ὅπως ἄν τις ὀνομάσαι τοῦτο,
στρατεύεσθαι δ᾽ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν,
ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευ- 5
ασμένην ἀπὸ τούτων, ἵν᾽ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε,
καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵν᾽ ὑμῖν ὦ ἄνδρες IV 39
Ἀθηναῖοι μὴ τοιαῦθ᾽ οἷάπερ νυνὶ συμβαίνῃ (τοὺς στρα- II 29
τηγοὺς κρίνετε, καὶ περίεσθ᾽ ὑμῖν ἐκ τῶν πραγμάτων
„ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖν᾽ εἰσήγγειλεν“, ἄλλο δ᾽
οὐδέν), ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι 6
μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις XVIII 35
ὦσιν οἰκεῖοι, ἔπειθ᾽ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς
μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους | LI 13
168 μηδ᾽ ὁρῶσιν, ἀφ᾽ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι,
τὰ δὲ μίση καὶ τὰ ἐγκλήματ᾽ ἐφ᾽ ὅλην ἔρχεται τὴν πόλιν,
ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς,
ἃ νῦν τοὺς φίλους, ποιῶσιν. χωρὶς δὲ τούτων πολλὰ 7
τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ
τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει
συμφέρειν, καὶ πρὸς τἄλλα πράγματ᾽ ἀναγκαῖόν ἐστιν.

---

1 παραναλίσκετε S (παρ videtur a pr. m. postea additum) AY^3 mg.: προσαναλίσκετε FY^1 5 μηδεν S^1 6 καὶ κατεσκευασμένην FY (καὶ om. Y^3 mg.) 7 ἅμα τ᾽ εὐπορῆτε γρ. S^d γρ. F de τε v. XXIII 126 8 ἡγεῖσθε? F^1 9 τοιαῦτα οἷάπερ SA: ταῦτα ἅπερ FY δὴ (δ corr. ex μ? ead. m.) τοιαῦτα οἷαπερ γρ. F | νῦν A | συμβαίνει F 13 ταῦτα A | ὑμῖν τε FAY 14 sq. τοὺς μὲν συμμάχους om. Y add. Y^2 mg. 16 ὠφελίαι Y^1 19 συμμάχους καὶ φίλους FY cf. IX 11 20 καὶ ἄνευ SA: ἄνευ γὰρ FY 21 οἰκείους del. Cobet | πολέμους H. Wolf: πολέμου SFAY | οἰκείᾳ χρῆσθαι om. S^1 (add. in mg. m. ant.) 22 συμφέρειν Vind. 4: συμφέρει SFAY | πράγματα] τα s. v. F

εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν
Ἑλληνικῶν περιηργάζεσθ᾽ ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος·
8 *νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαι᾽ ὁρί-*
ζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτ᾽ ἐφοδεύσουσαν καὶ φυλά-
ξουσαν δύναμιν οὔτε κατεσκεύασθ᾽ οὔτε κατασκευάζεσθε,
ἀλλ᾽ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυ-
τιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δ᾽ ἡσυχίας ὁ
Ῥοδίων, ἐχθρός γ᾽ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω
XV 17 *χρὴ νομίζειν ὦ ἄνδρες Ἀθηναῖοι τὴν πρὸς τὰς ὀλιγαρ-*
χίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν ἢ τὴν πρὸς
9 *τοὺς δήμους ὑπὲρ ὧν ποτ᾽ ἂν ᾖ. ἀλλ᾽ ἵν᾽ ἐκεῖσ᾽ ἐπαν-*
III 35 *έλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ*
I 20 *τε λαβεῖν καὶ τοῦ ποιεῖν ἃ προσήκει σύνταξιν εἶναι.*
διελέχθην δ᾽ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξ-
ῆλθον ὡς ἂν συνταχθείητε, οἵ θ᾽ ὁπλῖται καὶ οἱ ἱππεῖς
καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι
10 *γένοιτο κοινή. ὃ δέ μοι πλείστην ἀθυμίαν παρέσχεν*
VI 31 *ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολ-*

---

1 *ἡμῖν* S^1 | *ὑμῖν ἔχειν* A | *ἀπέχρηι* S^1 2 *περιειργάζεσθε* Did. (coni. Blass coll. IV 42): *περιεργάζεσθαι* SFAY | *ὅπως ἔχει* del. Cobet | *ἔχηι* F^1A | *λόγος* FY Did.: *ὁ λόγος* S *λόγος οὗτος* A cf. IX 16 3 *ὑμεῖς* S *γρ.* F: om. F^1AY *μὲν ὑμεῖς* om. Did. | *ἀξιοῦται* A^1 4 *ἐφοδεύσουσαν γρ.* Y^2 (Reiske) Cobet: *ἐφοδευουσαν* S^1 (ut videtur) et A corr. pr. m. (quid A^1 habuerit incertum; fuit *ἐφ*, non puto *οδ* propter lacunae spatium) *ἐφεδρεύουσαν* S corr. *ἐφεδρεύσουσαν γρ.* F *ἐφορεύσουσαν* Weil *ἐποπτεύουσαν γρ.* S *ἐποπτεύσουσαν* FY *ἐφο .... ουσαν* Did. | *φυλάξασαν* A 5 $\overset{\pi}{\kappa}\alpha\overset{\rho}{\tau}\alpha$*σκευάζεσθε* F *παρασκευάζεσθε γρ.* S^d *κατεσκευάζεσθε* A *οὐδὲ κατεσκεύασθε* om. verbis *οὔτε κατασκευάζεσθε* Did. 6 *ἐρημίας* SF^1A *γρ.* Y^3: *ἠρεμίας γρ.* FY 7 *καταλέλυται*] *λυται* in ras. F 8 *ὢν ἡμῖν*] *γ᾽ ἡμῶν γρ.* S^d *γρ.* F 12 *ἡμᾶς* FY 17 *κοινηι* S^1 *κοινῆι γένοιτο* A 17 sq. *ἁπάντων παρέσχηκεν* FY

λῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων,
169 τῶν μὲν ἄλλων | οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν
δ' ὀβολοῖν ἅπαντες. καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος
ἢ δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἆλλα δὲ μετὰ
τούτων ὧν εἶπον τῶν βασιλέως ἄξι' ἐστὶ χρημάτων,
πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους
καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.

Τί οὖν ταῦτα νῦν [, φαίη τις ἄν,] λέγω; ὅτι φημὶ δεῖν 11
ὑμᾶς, ἐπειδὴ τὸ μὲν πάντας μισθοφορεῖν δυσχεραίνουσί I 14
τινες, τὸ δὲ συνταχθῆναι καὶ παρασκευασθῆναι παρὰ
πάντων χρήσιμον εἶναι δοκιμάζεται, ἐντεῦθεν ἄρξασθαι
τοῦ πράγματος, καὶ προθεῖναι περὶ τούτων τῷ βουλομένῳ
γνώμην ἀποφήνασθαι. ὡς οὕτως ἔχει· ἂν μὲν ὑμεῖς νῦν
πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν
ἔλθητε, ἕτοιμ' ὑπάρξει· ἂν δ' ἀκαιρίαν ἡγησάμενοι παρίδητε,
ὅταν δέῃ χρῆσθαι, τότ' ἀναγκασθήσεσθε παρασκευάζεσθαι.

Ἤδη δέ τις εἶπεν ὦ ἄνδρες Ἀθηναῖοί που λέγων, οὐχ 12
ὑμῶν τῶν πολλῶν, ἀλλὰ τῶν διαρρηγνυμένων εἰ ταῦτα XVIII 51

---

1 καλῶν καὶ μεγάλων FY | τούτων ἁπάντων] ὧν συμβουλεύω schol. p. 220, 18 4 τἆλλα δὲ S γρ. F: τὰ δὲ ἄλλα FAY | μετὰ S γρ. FAY corr.: ἃ μετὰ FY^1 5 τῶν S γρ. FA: om. F^{1}Y | ἔστ' ἄξια A 6 πόλιν] πολ ex τοσο corr. S^1 | ἱππέας S corr. rec. A cf. X 19 7 παρασκευασθαι S^{1}Y cf. ad X 49 9 φαίη τις ἂν post οὖν FY del. Cobet 10 ὑμᾶς αὐτοὺς A | ἅπαντας FAY | μισθο in ras. S 12 δοκιμάζετε SAY 13 καὶ postea add. vid. S τούτου A 14 οὕτως] ω in ras. A sed ω a principio fuisse videtur 14 ἐὰν . . . 16 ἐὰν FAY 15 εἶναι νομίσαντες FA^3 mg. Y | εἰς χρείαν αὐτῶν FY 15 sq. ἐν χρείαι καταστῆτε A 16 ὑπάρχει A | παρείδητε A^1 17 δέοι A 20 διαρηγνυμένων S cf. Meisterhans § 34, 5 d | ⟨ἂν⟩ εἰ Nitsche

VIII 73 γενήσεται· „τί δ' ἡμῖν ἀπὸ τῶν Δημοσθένους λόγων
XVIII 308 ἀγαθὸν γέγονεν; παρελθὼν ἡμῶν, ὁπόταν αὐτῷ δόξῃ,
ἐνέπλησε τὰ ὦτα λόγων, καὶ διέσυρε τὰ παρόντα, καὶ
τοὺς προγόνους ἐπῄνεσεν, καὶ μετεωρίσας καὶ φυσήσας
13 ἡμᾶς κατέβη.“ ἐγὼ δ' εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι
πεῖσαι, τηλικαῦτ' ἂν οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθά, ὥστ',
εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς
μείζοσιν ἢ δυνατοῖς· οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν
οἶμαι, εἰ τὰ βέλτιστ' ἀκούειν ὑμᾶς συνεθίζω. δεῖ γὰρ
ὦ ἄνδρες Ἀθηναῖοι τὸν βου|λόμενόν τι ποιῆσαι τὴν πόλιν 170
ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται
γάρ· οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον
14 ἢ τὰ βέλτιστ' ἀκούειν συνείθισθε. οἷον (ὅπως δὲ μὴ
θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντ' εἴπω) ἀνέῳξαν
δήπου πρῴην τινὲς τὸν ὀπισθόδομον. οὐκοῦν οἱ παριόντες
ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους
οὐκέτ' εἶναι, τοιαῦτ' ἔλεγον. καίτοι ὦ ἄνδρες Ἀθηναῖοι
(καὶ σκοπεῖτ' ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες
ἄξι' ἐποίουν θανάτου, ὁ δῆμος δ' οὐ διὰ τούτων καταλύεται.
πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν
πάντες οἱ λέγοντες, τὸν δῆμον καταλύεσθαι. ἐγὼ

---

1 ὑμῖν A 2 ὃς ante παρελθὼν add. S^d s. v. γρ. F γρ. Y^3 | ἡμῶν S^1FA^3 mg. Y: ὑμῶν S rec. s. v. om. A^1 | ὁπόταν S γρ. Y^3: ὅταν FY ἤδη ὁπόταν A | αὐτῷ] αντῶι A^1 4 ἐπαινέσας FY | μετεωρίσας] μετεωρήσας A^1 ἐπάρας Blass coll. Lib. IV 292, 28, Dione Cass. XLVI p. 298 E, [Dem.] LIX 38 5 τι om. S^1 add. ead. 7 νῦν εἰπεῖν SA: λέγειν νῦν FY 13 συνείθισθε] συνεισθε S^1 εἴθισθε S^d mg. | δὲ om. S^1 add. S^d 14 θορυβήσει S: θορυβήσηι FAY | ἂν om. FY^1 15 δήπου πρῴην τινὲς SA Harpocr. s. ὀπισθόδομος: τινες πρώιην δήπου FY 17 οὐκέτ'] οὐκ SA 18 καὶ om. A | ἐὰν A 21 πάντες om. A^1 add. A^2 mg. | ἐβόων post πάντες add. FAY | οἱ SA: om. FY | καταλύεσθαι τὸν δῆμον FY

δὲ τί φημί; τὸν μὲν ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια,
ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δ' οὐ διὰ τούτων καταλύεσθαι.
ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται. 15
ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς ὦ ἄνδρες Ἀθηναῖοι φαύλως
ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι
καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτ'
ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα
μηδεὶς λέγειν ἐθέλῃ μηδ' ἐπανορθοῖ, μηδ' ὅπως παύσεται
τοιαῦτ' ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει. καὶ νὴ 16
Δί' ὦ ἄνδρες Ἀθηναῖοι ἕτεροί γε λόγοι παρερρυήκασι
πρὸς ὑμᾶς ψευδεῖς καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες,
οἷον „ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία“, καὶ
„δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν“. ἐγὼ δ' Lyc. c. Leocr. 4
οἶδ' ὅτι ταῦτα μὲν ὑμῖν τὰ δικαστήρια τῶν πρὸς ἀλλήλους
171 | *δικαίων ἐστὶν κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν*
τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας.
οὐ γὰρ τὸ ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει 17
τὸ νικᾶν, ἀλλ' οἱ μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς
καὶ ψηφίζεσθαι καὶ ἄλλ' ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν
ἐξουσίαν καὶ ἄδειαν παρασκευάσουσιν· δεῖ γὰρ ἐν μὲν VIII 38
τοῖς ὅπλοις φοβερούς, ἐν δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.

---

1 *ὑφαιρούμενόν τι* A 5 ⟨*οἱ*⟩ *πολλοὶ* Dobree 6 *καὶ* ante *μὴ* om. Y¹ add. *γρ.* Y³ | *ταῦτα* A 8 post *μηδεὶς* ras. 3 litt. Y | *ἐπανορθοῖ* SFA: *ἐπανορθοῦν* F mg. Y | *μηδ' ὅπως*] *μηδεπως* S | *παυσετε* S *παύσηται* A 9 *πράττει* S | *νῦν ἀεὶ* S: *νυνὶ* FAY | *νὴ δία γε* S 10 *γε* post *ἕτεροί* om. A 13 *δεῖ*] *ει* in ras. F 14 *τὰ δικαστήρια ἡμῖν* A *τὰ δικαστήρια* suspectat Weil 15 *κύρια* Madvig: *κοινὰ* SFAY 17 *τοῖς ἐν* SA *γρ.* Y²: *τοὺς ἐν* FY¹ 18 *τὸ* SF¹A *γρ.* Y²: om. F corr. Y¹ 19 *ψηφίσασθαι* FY | *ἂν βούλησθε* S: *βούλεσθε* FAY | *ὑμῖν* SA *γρ.* Y³: *ὑμᾶς* FY 20 *παρασκευάσουσιν* SA *γρ.* Y³: *παρασκευάζουσιν* FY¹

18 Εἰ δέ τῳ δοκῶ μείζους ἢ κατ' ἐμαυτὸν λέγειν λόγους,
αὐτὸ τοῦτ' ὀρθῶς αὐτῶν ἔχει· τὸν γὰρ ὑπὲρ τηλικαύτης
πόλεως ῥηθησόμενον λόγον καὶ τοιούτων πραγμάτων
παντὸς ἑνὸς τοῦ λέγοντος ἀεὶ μείζω φαίνεσθαι δεῖ, καὶ
τῆς ἀξίας τῆς ὑμετέρας ἐγγὺς εἶναι, μὴ τῆς τοῦ λέγοντος.
ὅτι δ' οὐδεὶς τῶν ὑφ' ὑμῶν τιμωμένων ταῦτα λέγει, τὰς
19 προφάσεις ἐγὼ διέξειμ' ὑμῖν. οἱ μὲν πρὸς ἀρχαιρεσίας
καὶ ταύτην τὴν τάξιν προσιόντες δοῦλοι τῆς ἐπὶ τῷ
χειροτονεῖσθαι χάριτος περιέρχονται, τελεσθῆναι στρατηγὸς
ἕκαστος σπουδάζων, οὐκ ἀνδρὸς ἔργον οὐδὲν πρᾶξαι.
εἰ δέ τις καὶ τοιοῦτός ἐστιν οἷος ἐγχειρεῖν ἔργῳ τῳ, νῦν
μὲν ἡγεῖται τὴν τῆς πόλεως δόξαν ἀφορμὴν ἔχων καὶ
IV 49 τοὔνομα, τῆς τῶν ἐναντιωσομένων ἐρημίας ἀπολαύων,
τὰς ἐλπίδας ὑμῖν ὑποτείνων, ἄλλο δ' οὐδὲ ἕν, κληρονομήσειν
XXIII 210 αὐτὸς τῶν ὑμετέρων ἀγαθῶν, ὅπερ ἐστίν, ἂν δ'
ὑμεῖς δι' ὑμῶν αὐτῶν ἕκαστα πράττητε, ἴσον τοῖς ἄλλοις
ὥσπερ τῶν ἔργων αὐτῶν, οὕτω καὶ τῶν ἐκ τούτων ἕξειν.
20 οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτ' ὄντες, τὸ τὰ βέλτιστα
σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους· 172
II 29 καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ
πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν καὶ στρα-

---

2 *αὐτῶν ἔχει* S: *ἔχειν* (*ἔχει* F^1) *αὐτῶι δοκῶ* FY *ἔχει* A^1 *δοκῶ* post *αὐτὸ* ponit A^3 4 *ἑνὸς*] *ἐντὸς* A | *αἰεὶ* Y 6 *ταῦτα* H. Wolf: *ταύτας* SFAY 7 *διεξίειμι* S | *αρχερεσίας* SA^1 corr. A^3 *ἀρχαιρεσία*$\overset{\varsigma}{\nu}$ F 8 *τῷ*] *τὸ* FAY 9 *τελεσθῆναι*] prooem. 55, 3 contulit Weil, Liban. in Herm. 1874, p. 39, 18 Nitsche 14 *δ'* post *τὰς* add. A rec. | *ὑποτίνων* SF^1 corr. ead. *ἀποτίνων* A^1 *ἀποτείνων* A^3 | *ουδεεν* S: *οὐδὲν* FAY 16 *ἴσον* S cf. Isocr. XII 179. XVIII 23: *τὸ ἴσον* FAY 17 *αὐτῶν* S *γρ.* FA: om. FY | *οὕτως* FY | *τῶν ἐκ* SF rec. AY: *τοῖς ἐκ* F^1 19 *σκοπεῖν* S *γρ.* FA: *λέγειν* F^1Y 20 *νῦν* FAY

*τηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθ’ ἑκατέρων· οἱ
δ’ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δ’ ὡς
ἐκείνους. τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα
χαλκοῦς καὶ ὁ δεῖν’ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν·* Prooem. LV 2
οἱ δ’ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, XXIII 210
*τῆς καθ’ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν
ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.*

Καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτ’ εἶχεν· 21
οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασιν χρησαμένοις, ἀλλ’ III 23
*οἰκείοις ἔξεσθ’ ἃ προσήκει πράττειν εἰδέναι. ἐκεῖνοι
Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα* XXIII 196
*καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ
πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθ’
εἰργασμένους, μὰ Δί’ οὐ χαλκοῦς ἵστασαν, ἀλλ ὡς οὐδὲν* XXIII 197
αὐτῶν κρείττους ὄντας, οὕτως ἐτίμων. καὶ γάρ τοι 22
τῶν ἔργων οὐδενὸς ὦ ἄνδρες Ἀθηναῖοι τῶν τότ’ ἀπεστέρησαν XXIII 198
*αὐτούς, οὐδ’ ἔστ’ οὐδεὶς ὅστις ἂν εἴποι τὴν
ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλ’ Ἀθηναίων,
οὐδὲ τὴν [ἐν] Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς
πόλεως. νῦν δὲ πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν
εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ
τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας· δοκεῖτε γὰρ*

---

1 *τριακόσιοι* post *ἑκατέρων* add. FA^1 (?) s. v. Y ex II 29 7 *προϊέμενοι* SA: *προέμενοι* FY 8 *πῶς* SAY corr.: *ὅπως* FY^1 10 *ἐξέσται* A 11 *στρατηγοῦντα* SA *γρ.* Y^2: *στρατηγήσαντα* FY^1 (*νικήσαντα* XXIII 196) 12 *ἐν μαραθῶνι* FY^1 (*ἐν* punctis del. Y corr.) 14 *εἰργασαμένους* F^1 | *οὐ μὰ δί’ οὐ* A | *χαλκοῦς*] *λκ* in ras. F rec. | *οὐδ’ ὑπερηγάπων* post *ἵστασαν* add. FA^3 mg. Y ex XXIII 196 15 *οὕτως* om. FY^1 add. Y^3 16 sq. *ἀπέστησαν αὐτοῖς* Cobet 17 *ἑαυτοὺς* FAY^1 19 *ἐν* del. Cobet, cf. § 21. XIV 30. XXIII 198 20 *οἱ πολλοὶ* FY^1 | *τοῦτο πολλοὶ* A^1 22 *ἐνίκα ναυμαχίαν* FY ex XXIII 198

αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς
23 ὑπερβολαῖς αἷς δεδώκατ' ἐπ' αὐτοῖς ἑ|κάστῳ τούτων. τὰς 173
XXIII 199 μὲν δὴ πολιτικὰς δωρεὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ
ὑμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι
τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντ' ἀργυρίου δόντι
πρὸς τὸν ἐπ' Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, διακοσίοις
δ' ἱππεῦσιν πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο
24 πολιτείαν, ἀλλ' ἀτέλειαν ἔδωκαν μόνον. καὶ
XXIII 200 πρότερον τούτου Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου
ποτ' ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας
ἐκ Πλαταιῶν τῶν βαρβάρων ἀπὸ τῆς ἥττης
διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ,
οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλ' ἀτέλειαν ἔδωκαν
μόνον, μεγάλην καὶ τιμίαν οἶμαι καὶ σεμνὴν τὴν αὐτῶν
πατρίδ' ἡγούμενοι καὶ πάσης μείζον' εὐεργεσίας. νῦν
δ' ὦ ἄνδρες Ἀθηναῖοι φθόρους ἀνθρώπους οἰκοτρίβων
οἰκότριβας, τιμὴν ὥσπερ ἄλλου του τῶν ὠνίων λαμβάνοντες,
25 ποιεῖσθε πολίτας. ταῦτα δ' ὑμῖν ἐπελήλυθε
III 30 sq. πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων,
ἀλλ' ὅτι τοῖς μὲν ἐφ' αὐτοῖς παρειστήκει μέγα
φρονεῖν, ὑμῶν δ' ὦ ἄνδρες Ἀθηναῖοι περιῄρηται
III 32. τοῦτο. ἔστι δ' οὐδέποτ' οἶμαι δυνατὸν μικρὰ καὶ

---

2 *αἷς* S et XXIII 198: *ἃς* FAY | *ἐπ'* om. S *ἔν τινι ἀπὸ διορθώσεως δεδώκατε αὐτοῖς* Y^3 3 *πολιτικὰς* SFAY^3: *πολιτείας* Y^1 | *οὕτως* S γρ. FA γρ. Y^3: om. FY^1 | post *καλῶς* add. *ἐδίδοσαν* A ex XXIII 199 *ἔνεμον* FY 6 *διακοσίοις*] *τριακοσίοις* XXIII 199 9 *τούτωι* S^1 corr. ead. 10 *ἐπιστρατιαν* S (-*ὰν*) A | *ἀναχωρήσαντας* A 11 *πλαταιῶν* Y corr.: *πλατεων* S *πλατ̣αιέων* FAY^1 12 *ἀτύχημα* S^1 (*τὸ* add. S^2) 14 *τιμί^{ο}αν* F *τίμιον* Y | *οἶμαι* post *μεγάλην* F 17 *οἰκοτρίβας* SFA | *ἄλλο* A^1 corr. ead. vel A^2 | *του* SA: *τινος* FY 19 *ἐστὲ χείρους* FY^1 20 *αὐτοῖς* SY^2 mg.: *ἑαυτοῖς* FAY^1 | *παρειστήκει* A γρ. F: *παριστήκει* S *παρέστηκε* FY 21 *φρονεῖ* S^1

φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν· ὁποῖ' ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημ' ἔχειν.

Σκέψασθε δ' ἃ τις κεφάλαι' ἂν ἔχοι τῶν πραγμάτων 26
εἰπεῖν, ἵν' ἀκούσαντες τῶν τ' ἐκείνοις πεπραγμένων καὶ III 23
174 *τῶν ὑμῖν ** ἂν ἄρ' ὑμῶν | αὐτῶν ἀλλ' ἐκ τούτων γε*
δύνησθε γενέσθαι. πέντε μὲν καὶ τετταράκοντ' ἔτη τῶν III 24
Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δ' ἢ μύρια τάλαντ'
εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ
καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφ' οἷς ἔτι
καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. καίτοι νομίζετ' αὐτοὺς XV 35
[ταῦτα] στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες
αὐτά, ἀλλ' ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς.
ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δ', ὅσης ἅπαντες ὁρᾶτ' ἐρημίας 27
ἐπειλημμένοι, σκέψασθ' εἰ παραπλήσια. οὐ πλείω III 27 sq
μὲν ἢ χίλια καὶ πεντακόσια τάλαντ' ἀνήλωται μάτην εἰς Is. VII 9
τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δ' οἵ τ' ἴδιοι

4 *τοιοῦτο* F^{1}Y^1 | *ἀνάγκηι* A 6 *κεφάλαι'*] *αι* in ras. F | *τῶν πραγμάτων* om. FY Cobet 7 *ἵν' ἀκούσαντες* SA: *περὶ* FY *ἵν' ἀκούσαντες* om. Cobet *ἵν'* om. Weil 8 post *ὑμῖν* excidisse videtur *τὰ δέοντα ποιῆτε* vel sim. quid | s. *ἄρα* add. *μη ἀφ* S^d | *ἀλλ'* om. FAY 9 *δύνησθε* SY corr.: *δυνήσεσθε* FAY^1 | *γενέσθαι* H. Wolf: *γεν. κρείττους* SY^3 mg. *κρείττους γεν.* A *γεν. βελτίους* FY cf. IV 7 | Y^3 habet in mg. *σκέψασθε δὲ ἃ τις κεφάλαια ἂν ἔχοι τῶν πραγμάτων εἰπεῖν ἵν' ἀκούσαντες τῶν τ' ἐκείνοις πεπραγμένων καὶ τῶν ἡμῖν ἂν ἄρα μὴ ἀφ' ὑμῶν* (aliquot verba evanuisse videntur) *δύνησθε γενέσθαι κρείττους* | *μὲν τοίνυν* FAY 10 *ἐκεῖνοι* om. III 24 del. Blass 11 *ἀνήγαγον* SF rec.: *συνήγαγον* F^{1}AY 13 *ἡμεῖς* om. FY 13 sq. *ταῦτα νομίζετ' αὐτοὺς* FY *νομίζετε ταῦτα αὐτοὺς* A *ταῦτα* del. Blass 14 *θαυμάζωμεν μόνον* FAY | *αὐτὰ θεωροῦντες* FAY 16 *ὁρᾶτε πάντες* A 17 *ἐπιλημμενοι* SF^1 (?) | *εἰ* in ras. F 19 *ἄλλων* ante *Ἑλλήνων* add. S^1 in fine v. *γρ.* F | *ἀπόρους*] *ἀποστόλους* F mg. Y^1 mg.

πάντες οἶκοι [καὶ τὰ κοινὰ] τῇ πόλει καὶ τὰ παρὰ τῶν
συμμάχων, οὓς δ' ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα,
28 οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν; ἀλλὰ νὴ Δία ταῦτα
III 29 μόνον τότ' εἶχε βέλτιον ἢ νῦν, τὰ δ' ἄλλα χεῖρον. πολλοῦ
III 25 γε καὶ δεῖ, ἀλλ' ὅ τι βούλεσθ' ἐξετάσωμεν. οἰκοδομήματα
μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ
λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ
XXIII 207 τοσοῦτον κατέλιπον ἐκεῖνοι, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων
ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι,
στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν
29 ἡμῖν παρέδωκαν· τὰς δ' ἰδίας οἰκίας τῶν ἐν δυνάμει
γενομένων οὕτω μετρίας καὶ τῷ τῆς πολιτείας ὀνόματι
III 26 ἀκολούθους, ὥστε τὴν Θεμιστοκλέους καὶ τὴν Κίμωνος
καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε λαμπρῶν οἰ|κίαν, εἴ τις 175
ἄρ' ὑμῶν οἶδεν ὁποία ποτ' ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος
30 οὐδὲν σεμνοτέραν οὖσαν. νῦν δ' ὦ ἄνδρες Ἀθηναῖοι
III 19 δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα
καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς
εἰσηγησαμένοις ταῦτ' ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλ'
ὑμῖν, εἰ ταῦθ' ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετ' εἶναι),
ἰδίᾳ δ' οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν
δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας

1 καὶ τὰ κοινὰ om. SA^1 add. A^3 2 s. πολέμῳ συμμάχους habet γρ. ἀποστόλους F cf. ad p. 205, 19 4 μόνον] μὲν Cobet 5 ἀλλ' ὅτι S γρ. FY: ἀλλὰ τί FA 6 καὶ ἱερῶν A 8 κατελειπον S | γιγνομενων S^1 corr. ead. ἐπιγενομένων A 9 ὁ Παρθενὼν ante νεώσοικοι add. Aristides IX 363, 3 W. cf. XXII 76 10 στωαί A^1 ut semper | τἄλλα om. S^1 add. ead. 11 παρέδ$\overset{οσ}{ω}$καν F παρέδοσαν γρ. Y | δ' om. Y^1 | δυνάμει τότε A γρ. Y^2 12 πολιτείας S γρ. FAY corr. et Y^1 mg.: πόλεως FY^1 text. 14 ἀριστείδου καὶ μιλτιάδου A ex III 26 15 οἶδεν ὑμῶν FY ex III 26 | ὁρᾶτε A^1 19 τουτ S^1 20 prius ὑμῖν eras. in Y habet Y^3 mg. | εἶναι διοικεῖν γρ. S^{d}FAY 21 οἱ ante μὲν postea add. S^1

κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας,
οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδ᾽ ὄναρ XIX 275
ἤλπισαν πώποτε. τούτων δ᾽ αἴτιον ἁπάντων, ὅτι τότε 31
μὲν ὁ δῆμος δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν III 30 sq.
ἦν παρ᾽ ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς
καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινὸς μεταλαμβάνειν· νῦν δὲ
τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων
ἅπαντα [πράττεται], ὁ δὲ δῆμος ἐν ὑπηρέτου καὶ
προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθ᾽ ἃ ἂν οὗτοι μεταδιδῶσι
λαμβάνοντες.

Τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς 32
ἐστιν, ὥστε, εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθ᾽ ὑμῶν
καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι, οὐδ᾽ ἂν εἷς πιστεῦσαι
τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα. οἷον ἃ πρὸς τοὺς
καταράτους Μεγαρέας ἐψηφίσασθ᾽ ἀποτεμνομένους τὴν
ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν· ἃ πρὸς Φλειασίους,
ὅτ᾽ ἐξέπεσον ἔναγχος, βοηθεῖν, μὴ ἐπιτρέπειν
τοῖς σφαγεῦσι, τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους
παρακαλεῖν. ἅπαντα καλὰ ὦ ἄνδρες Ἀθηναῖοι ταῦτα 33
176 *καὶ | δίκαια καὶ τῆς πόλεως ἄξια· τὰ ἔργα δὲ τὰ ἀπὸ*
τούτων οὐδαμοῦ. οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν
ψηφισμάτων ἐκφέρεσθε, τῶν δ᾽ ἔργων οὐδενὸς κύριοι
γίγνεσθε· τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως

---

3 *πάντων* FY　4 *ἦν δεσπότης* FAY | *δεσπότης καὶ κύριος ἦν ἁπάντων τῶν ἀγαθῶν* (ex III 30) Hermog. III 266 W. (285, 5 R.)　6 *μεταλαμβάνειν ὑμᾶς* A | *νυνὶ* F　8 *πράττεται* om. S cf. III 31　9 *ἃ ἂν* S *γρ.* FA: *ἄν τι* FY *ἃν* Voemel | *οὗτοι* S: *αὐτοὶ* FY *ὑμῖν οὗτοι* A　13 *πιστευσαι* S: *πιστεῦσαι* A *πιστεύσειε* FY　15 *μεγαρεῖς* Did. | *ἐψήφισθε* A　16 sq. *ἃ … ἐπιτρέπειν* om. S^1 add. S^d mg.　17 *τὸ ἔναγχος* FY^1　20 *ἔργα δὲ τὰ ἀπὸ* S *γρ.* FY corr.: *ἔργα δ᾽ ἀπὸ* F^{1}Y^1 *δ᾽ ἔργα τὰ ἀπὸ* A　21 *οὐδαμῶς γρ.* F　23 *γίγνεσθαι* S^1 corr. S^d

ἀξίωμα ψηφίζεσθε, τὴν δύναμιν δ' οὐκ ἀκόλουθον ὧν
34 ψηφίζεσθ' ἔχετε. ἐγὼ δὲ παραινέσαιμ' ἂν ὑμῖν (καί μοι
μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερ' αὐτῶν
ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι.
εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις
οὖσιν συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον
ἄν· ἐπειδὴ δ' ἔστ' Ἀθηναῖοι, τὸ τὴν δύναμιν
παρασκευάσασθαι παραινῶ· αἰσχρὸν γὰρ ὦ ἄνδρες
III 36 Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, ἣν
35 ὑμῖν οἱ πρόγονοι παρέδωκαν. πρὸς δὲ τούτοις οὐδ' ἔστιν
ἐφ' ὑμῖν, οὐδ' ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε·
πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ
τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς
δ' οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι
γενέσθαι. ὅλως δ' ὅπερ οἱ πολιτευόμενοι πεπόνθασιν
πρὸς ὑμᾶς (οὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαι)
τοῦτο καὶ ὑμῖν περιέστηκεν· πεπολίτευσθε γὰρ ἐν
τοῖς Ἕλλησιν.

36 Ἔστι δ' ὦ ἄνδρες Ἀθηναῖοι κεφάλαιον ἁπάντων
τῶν εἰρημένων· οὐδέποθ' ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς
οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλ' ὑμεῖς τούτους,
ὁπότερ' ἂν βούλησθε· οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται
στοχάζεσθε, ἀλλ' οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν
οἴωνται. ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους,

1 ὧν] οἷς A 3 μηδὲν ὀργισθῆτε S: μηδεὶς ὀργισθῆι γρ. S^d^FAY cf. XX 102 | ἢ ante ἔλαττον add. Reiske 8 παρασκευάζεσθαι FAY | αἰσχρὸν om. A 9 λείπειν A | φρονήματος iter. Y¹ 10 οὐδ' ἔστιν] οὐκ ἔστιν A 11 ἂν SA: ἐὰν FY | ἑλλήνων A 13 τοὺς ante ὑπάρχοντας om. A 16 ἔνεστ' FAY | βούλονται F¹ 21 ποιήσουσιν FAY 22 ὁπότερ' SA: ὁποίους FY | βούλωνται S 23 ὑμεῖς A 24 οἴονται SF | βουλευομένους A

177 *καὶ | πάνθ' ἕξει καλῶς· ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.*

1 *φλαῦρον* A: *φαῦλον* SFY cf. XXI 119. 121 2 *πλεῖον* A | *πειθομένους* A

In S¹A subscriptum

ΠΕΡΙ ΣΥΝΤΆΞΕΩΣ
addidit S^d Η Η Η $\overline{\Delta}$ $\overline{\Delta}$ $\overline{\Delta}$
Δ (i. e. *διώρθωται*)

in FY (numerus ante titulum)

ΠΕΡῚ ΣΥΝΤΆΞΕΩΣ
$\overline{\mathrm{H}}$ $\overline{\mathrm{H}}$ $\overline{\mathrm{H}}$ $\overline{\Delta}$ $\overline{\Delta}$ $\overline{\Delta}$

10 XI 14

XIV

ΠΕΡΙ ΤΩΝ ΣΥΜΜΟΡΙΩΝ

ΥΠΟΘΕΣΙΣ

Φήμης γενομένης τὸν Περσῶν βασιλέα παρασκευάζεσθαι στρατεύειν ἐπὶ τοὺς Ἕλληνας, ὁ μὲν τῶν Ἀθηναίων δῆμος κεκίνηται καὶ συγκαλεῖν ὥρμηται τοὺς Ἕλληνας καὶ τὸν πόλεμον ἐκφέρειν ἤδη, ὁ δὲ Δημοσθένης συμβουλεύει μὴ προεξανίστασθαι, ἀλλ' ἀναμένειν τὸν βασιλέα νεωτερίσαι. νῦν μὲν γάρ, φησίν, οὐ πείσομεν τοὺς Ἕλληνας συμμαχεῖν ἡμῖν, ἐπ' ἀδείας εἶναι δοκοῦντας, τότε δ' αὐτοὺς ὁ κίνδυνος αὐτὸς συστήσεται. παραινεῖ τοίνυν ἡσυχάζοντας συντάξασθαι καὶ πρὸς τὸν πόλεμον παρασκευάσασθαι, καὶ δὴ καὶ διέξεισιν ὃν τρόπον ἂν συνταχθεῖεν. ὅθεν καὶ περὶ συμμοριῶν ὁ λόγος ἐπιγράφεται· συμμορία γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ τῶν λειτουργούντων σύνταγμα.

Prooem. VII **Οἱ μὲν ἐπαινοῦντες ὦ ἄνδρες Ἀθηναῖοι τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσιν προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γ' ἐκείνοις οὓς ἐγκω-** 178

In titulo om. articulum FY [Dion.] ars rhet. p. 351 (Harpocr. s. *ὅτι ἐξακισχ.* et *συμμορία* aliquot codices) Suid., habent SA Dion. ad Amm. 725, ars rhet. 292, Harp. s. *κληροῦχοι*, *κοινωνικῶν*, *τίμημα*, alii rhetores et grammatici.

Ὑπόθεσις λόγου τοῦ περὶ τῶν συμμοριῶν F   3 *καὶ κεκίνηται* Y | *καὶ τὸν* Y: *εἰς τὸν* F *καὶ εἰς τὸν* m   7 *συστήσει* Y (*συνστ-* Y^1)   9 *συνταχ εἶεν* F^1 corr. rec.   11 *λειτουργιῶν* Y^1 | *συμμορία τὸ τῶν λειτουργούντων σύνταγμα παρὰ τοῖς Ἀττικοῖς* schol. Y^3

μιάζουσι ποιεῖν· περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέ-
γειν ὧν οὐδ' ἂν εἷς ἀξίως ἐφικέσθαι τῷ λόγῳ δύναιτο,
αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι λέγειν δόξαν ἐκφέρονται,
τὴν δ' ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ
τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δ' ἐκείνων μὲν
ἔπαινον τὸν χρόνον ἡγοῦμαι μέγιστον, οὗ πολλοῦ γεγενη-
μένου μείζω τῶν ὑπ' ἐκείνων πραχθέντων οὐδένες ἄλλοι
παραδείξασθαι δεδύνηνται· αὐτὸς δὲ πειράσομαι τὸν τρό- 2
πον εἰπεῖν ὅν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρα-
σκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες
οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν ἂν τὰ
ὑμέτερ' εὖ οἶδ' ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷς
ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ
πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει,
πᾶς ὁ παρὼν φόβος λελύσεται. ἐγὼ δὲ τοῦτ', ἂν ἄρ' οἷός
τ' ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω
γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.

Ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων 3
εἶναι βασιλέα, οὐ μὴν διὰ τοῦτο παραινέσαιμ' ἂν μόνοις

---

1 ἐγχειροῦντες S, prooem. VII: ἐπιχειροῦντες FAY 2 ὧν om. S^1 add. S^2 | ἐφικνεῖσθαι A | δύναιτο τῶι λόγωι FAY 3 δοκεῖν δύνασθαι λέγειν S γρ. Y^3: δοκεῖν λέγειν δύνασθαι A δοκεῖν εὖ λέγειν FY ex V 2 δοκεῖν om. prooem. VII del. Dindorf 4 δ' s. v. S^2 6 μέγιστον εἶναι FAY 8 παραδείξασθαι prooem. VII: παραδέξασθαι SFAY | δεδεδυνηνται S^1 | τοῦτον τὸν τρόπον A 9 δύνασθαι om. FY^1 hab. γρ. Y^3 secl. Reiske | παρασκευάσασθαι SA γρ. Y^3: παρεσκευάσθαι FY^1 11 οἱ μέλλοντες et ὄντες om. FY^1 hab. γρ. Y^3 13 πεῖσαι] $\overset{πει}{\text{φράσαι}}$ F π̣ε̣ί̣ φράσαι Y^1 πεῖσαι γρ. Y^2 καὶ πεῖσαι del. Tournier 14 ἔσται νῦν A 15 λελύσεται S: λέλυται γρ. S^{d}FY λυθήσεται A cf. Dion. de comp. p. 43 ὁ λέγων 'λελύσεται' τὸ λυθήσεται | ἐὰν A 16 προεῖπον F^1 17 τῶν] τον S^1 | τὸν om. FY 18 τῶν ὄντων Ἑλλ. [Dion.] ars rh. 294 (non 352) 19 τοῦτο S Aristides: $\overset{o}{τ}αῦτ\overset{o}{α}$ F ταῦτα AY [Dion.] 294. 352

τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν ἄρασθαι· οὐδὲ
γὰρ | αὐτοὺς τοὺς Ἕλληνας ὁρῶ κοινοὺς ἀλλήλοις ὄντας 179
φίλους, ἀλλ’ ἐνίους μᾶλλον ἐκείνῳ πιστεύοντας ἢ τισιν
αὑτῶν. ἐκ δὴ τῶν τοιούτων νομίζω συμφέρειν ὑμῖν τὴν
μὲν ἀρχὴν τοῦ πολέμου ζητεῖν ὅπως ἴση καὶ δικαία γενήσεται,
παρασκευάζεσθαι δ’ ἃ προσήκει πάντα καὶ τοῦθ’
4 ὑποκεῖσθαι. ἡγοῦμαι γὰρ ὦ ἄνδρες Ἀθηναῖοι τοὺς Ἕλληνας,
εἰ μὲν ἐναργές τι γίγνοιτο καὶ σαφὲς ὡς βασιλεὺς
αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην
ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετ’ αὐτῶν ἐκεῖνον ἀμυνομένοις·
εἰ δ’ ἔτ’ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθ’
ἡμεῖς, δέδι’ ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις
μετ’ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα.
5 ὁ μὲν γὰρ ἐπισχὼν ὧν ὥρμηκεν, εἰ ἄρ’
ἐγχειρεῖν ἔγνωκε τοῖς Ἕλλησι, χρήματα δώσει τισὶν αὐτῶν
καὶ φιλίαν προτενεῖται, οἱ δὲ τοὺς ἰδίους πολέμους
ἐπανορθῶσαι βουλόμενοι καὶ τοῦτον τὸν νοῦν ἔχοντες
τὴν κοινὴν ἁπάντων σωτηρίαν παρόψονται. εἰς δὲ τὴν
ταραχὴν ταύτην καὶ τὴν ἀγνωμοσύνην παραινῶ μὴ προκαθεῖναι
6 τὴν πόλιν ἡμῶν. οὐδὲ γὰρ οὐδ’ ἀπ’ ἴσης ὁρῶ

---

1 ἄρασθαι γρ. S^{d}FAY Arist. IX 380 W. c. Vind. (cf. § 10): αιρεισθαι S αἵρεσθαι [Dion.] p. 294 (συνάγειν p. 352) Arist. c. Paris. | οὐδὲ] ου S^1 corr. S^2 2 ὁρῶ τοὺς ἕλληνας A 3 ἢ σφίσιν αὐτοῖς FY 4 τῶν (τούτων m. II) τοιούτων S^1: τούτων τοιούτων ὄντων FAY 5 μὲν om. FAY | ζητεῖν SFY: τηρεῖν A cf. IV 31 | ἴση καὶ S γρ. F: om. F^{1}AY 7 τῇ γνώμῃ post ὑποκεῖσθαι add. FA^{3}Y 8 ἐναργές τι SA: τι ἐναργὲς F (ι in ras. F τοι O) Y τι del. Cobet | γένοιτο FAY 9 κἂν S (coni. Tournier): καὶ FAY | συμμαχήσειν O corr. vulgo | μεγάλην χάριν ἕξειν FY 11 προϋπαχθησόμεθα Ind. Ald. Cobet cf. § 35 12 ἡμεῖς iteratum lineolis del. S | τούτους S 13 ὧν] ἂν A 16 προτενεῖ Cobet cf. XIX 2 Plat. Soph. 247^d 17 ἐπανορθώσασθαι FY 19 ταραχὴν S γρ. FAY corr.: ἀρχὴν FY^1 et γρ. Y 20 posterius οὐδ’ om. FAY | ἐπισης Y

τοῖς τ' ἄλλοις Ἕλλησιν καὶ ὑμῖν περὶ τῶν πρὸς τὸν βασιλέα
τὴν βουλὴν οὖσαν, ἀλλ' ἐκείνων μὲν πολλοῖς ἐνδέχεσθαί
μοι δοκεῖ τῶν ἰδίᾳ τι συμφερόντων διοικουμένοις
τῶν ἄλλων Ἑλλήνων ἀμελῆσαι, ὑμῖν δ' οὐδ'
ἀδικουμένοις παρὰ τῶν ἀδικούντων καλόν ἐστι λαβεῖν
ταύτην τὴν δίκην, ἐᾶσαί τινας αὐτῶν ὑπὸ τῷ βαρβάρῳ
γενέσθαι. ὅτε δ' οὕτως ταῦτ' ἔχει, σκεπτέον ὅπως μήθ' 7
ἡμεῖς ἐν τῷ πολέμῳ γενησόμεθ' οὐκ ἴσοι, μήτ' ἐκεῖνος,
180 ὃν | ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησιν, τὴν τοῦ
φίλος αὐτοῖς δοκεῖν εἶναι πίστιν λήψεται. πῶς οὖν ταῦτ'
ἔσται; ἂν ἡ μὲν δύναμις τῆς πόλεως ἐξητασμένη καὶ
παρεσκευασμένη πᾶσιν ᾖ φανερά, φαίνηται δὲ δίκαια
φρονεῖν ἐπὶ ταύτῃ τῇ προαιρέσει. τοῖς δὲ θρασυνομένοις 8
καὶ σφόδρ' ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω,
ὅτι οὐκ ἔστι χαλεπὸν οὔθ' ὅταν βουλεύεσθαι δέῃ, δόξαν
ἀνδρείας λαβεῖν, οὔθ' ὅταν κίνδυνός τις ἐγγὺς ᾖ, δεινὸν
εἰπεῖν φανῆναι, ἀλλ' ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον,
ἐπὶ μὲν τῶν κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν
δὲ τῷ συμβουλεύειν φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν.
ἐγὼ δ' ὦ ἄνδρες Ἀθηναῖοι νομίζω τὸν μὲν πόλεμον 9
τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δ' ἀγῶνα τὸν
ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς
μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ

---

1 περὶ τῶν S γρ. FA: om. FY 4 οὐδ'] οὐκ S 6 αὐτῶν om. A 7 ὅτε SA: ὅτι FY | οὕτω A | χρὴ ὅπως FY 8 τῷ om. A | ἴσωι A 9 ἡμεῖς γρ. S^{d}FAY: ἡμῖν S^1 12 φαίνεται A 13 ἐπὶ ταύτηι φρονεῖν αἱρουμένη FY 17 καὶ ante χαλεπὸν om. A 18 κινδυνον (?) S^1 | ἐπιδείκνυσθαι FAY 21 τὸν ante πρὸς om. A 22 ῥᾴδιον ἂν συμβῆναι Cobet: συμβηναι ῥάιδιον ἂν S ῥάιδιον ἂν συμβάντα FAY verbum suspectum est 23 ἀναγκαίως SY corr: ἀναγκα$\overset{ον}{ί}$ους F ἀναγκαίους Y^1 om. A

χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντ᾽ ἀφθονώτερ᾽
ἐκεῖνον ἔχονθ᾽ ἡμῶν εὑρίσκω· τοὺς δ᾽ ἀγῶνας οὐδενὸς
οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν,
τούτους δ᾽ ἡμῖν καὶ τοῖς μεθ᾽ ἡμῶν κινδυνεύουσιν
10 *πλείους ὑπάρχειν νομίζω. τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα*
παραινῶ μηδ᾽ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ
δὲ τὸν ἀγῶν᾽ ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν
χρῆναι. εἰ μὲν οὖν ἕτερός τις τρόπος ἦν δυνάμεως ᾧ
τοὺς βαρβάρους οἷόν τ᾽ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾧ
τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον
11 *ἐγιγνόμεθ᾽ ἀντιταττόμενοι· ἐπεὶ δὲ πάσης ἐστὶν παρασκευῆς*
ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτ᾽ εἶναι κεφάλαια τῆς
δυνάμεως, τοὺς ἐχθροὺς ἀμύ|νασθαι δύνασθαι, τοῖς οὖσι 181
συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντ᾽ ἀγαθὰ σῴζειν, τί τοὺς
XV 6 *ὁμολογουμένους ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ*
παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ
12 *κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ. καὶ νῦν μὲν καλεῖτε*

1 *ἀφθονώτερον* A 3 *ἀγαθῶν ἀνδρῶν* FAY 4 *τοῖς*] *τους* S^1A 6 *ἐκ μηδενὸς* A 7 *δὲ τὸν*] *τὸν δ᾽* Flagg 8 *ἕτερος μὲν* Y | *οὖν*] *τοίνυν* [Dion.] ars rh. 353 | *ἦν τις τρόπος* FY *τις ἦν τρόπος* Dion. | *ᾧ*] *ᾗ* Dion. 9 *ἀμύνασθαι* om. S^1 add. ead.? | *ᾧ*] *ᾗ* Dion. 10 *εἰκότως φαν. πᾶσιν ἐγιγν. πρὸς ἐκεῖνον* Dion. 11 *ἐπεὶ*] *εἰ* Dion. | *παρασκευῆς ἐστιν* FY Dion. 12 post *αὐτὸς* 3-4 litt. eras. Y (*αυτο*?) | *τρόπος ὁ αὐτὸς οὗτος* Dion. verbis *καὶ* . . . *δυνάμεως* om. | *ταυτ᾽* S *ταῦτ᾽* A *τὰ αὐτὰ* FY | *τῆς δυνάμεως* secl. Dobree, Blass coll. Liban. I 399 14 *καὶ τὰ* Dion. | *ἀγαθὰ* del. Vind. 6 secl. Blass coll. XVIII 302 15 *ὁμολογουμένους* S *γρ.* F *γρ.* Y^3: *ὁμολογοῦντας* FAY^1 *ὡμολογημένους* Dion. *ὁμολογουμένως* dubitanter Dobree | *ἑτέρους* SFY: *ἄλλους* A Dion. | *ἀλλὰ* S Dion.: *ἀλλ᾽ οὐ* FAY 16 *παρασκευασώμεθα* S: *παρασκευαζόμεθα* FAY *παρασκευαζώμεθα* Dion. | *αὐτοὺς* S: *τούτους* FAY Dion. | *ἀμυνούμεθα* S: *ἀμυνόμεθα* FAY *ἀμυνώμεθα* Dion. 17 *ἂν* S Dion.: *ἐὰν* FAY | *ἀδικεῖν ἡμᾶς* F | *ἐπιχειρει* S | *ἀδικεῖν ἐπιχ.*] *πείσηι* Dion. in quo *δεήσῃ* Blass, *πιέσῃ* Usener latere suspicatur cf. § 41 | *μέν γε* A

*πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δ' ἃ κελεύουσιν
οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς
χρὴ προσδοκᾶν τιν' ὑπακούσεσθαι; „ὅτι νὴ Δί' ἀκούσονται
παρ' ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς.“ αὐτοὺς
δ' οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο;
ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλ' οὔπω μείζων ἔσθ' ὁ φόβος
τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν
οὖν ἀλλ' ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιόντες.
τότε δ', ἂν ἄρ' ἃ νῦν οἰόμεθ' ἡμεῖς πράττηται, οὐδεὶς* 13
*δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφ' αὑτῷ φρονεῖ,
ὅστις ὁρῶν ὑμῖν χιλίους ἱππέας, ὁπλίτας δ' ὅσους
ἂν θέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται,
μετὰ τούτων ἀσφαλέστατ' ἂν ἡγούμενος σωθῆναι. οὐκοῦν
ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητ'
ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερ'
αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι
πάντας ἥξοντάς ἐστιν.*

Ἐγὼ τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι ταῦτά τε καὶ παραπλήσια 14
*τούτοις λογιζόμενος λόγον μὲν οὐδέν' ἐβουλόμην
θρασὺν οὐδ' ἔχοντα μάταιον μῆκος εὑρεῖν· τὴν μέντοι
παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται,
πάνυ πολλὰ πράγματ' ἔσχον σκοπῶν. οἴομαι δὴ δεῖν*

---

1 *ἐὰν* FAY 2 *ὑμῶν* S¹ *ὑμ$\overset{ω}{ῖ}$ν* F 3 *ὑπακούσ$\overset{ε}{α}$σθαι* F *ὑπακούσασθαι* Y¹ 4 *ὑμῶν* S *$\overset{υ}{η}$μῶν* F | *ὡς* S *γρ.* FA: *ὅτι* FY 6 post *μείζων* add. *οὗτος* Sᵈ FAY | *ἐστ'* A 8 *ἀλλ' ἢ*] *ἀλλὰ* A 9 *πράττητε* FA Dion. de Thucyd. 946 10 *ἁπάντων* FAY | *ἑαυτῶι* FAY Dion. | *φρονεῖ* S corr. Dion.: *εφρονει* S¹ *φρονήσει* FAY 11 *χιλίους ὑμῖν* A *ὑμῖν* om. Dion. | *μὲν ἱππέας* FY | *δ' ὅσους*] *οὓς* A 12 *ἐθέληι* A Dion. | *ἥκει* A | *δεησετε* S¹ 14 *κἂν*] *καὶ* Dion. 15 *παρεσκευάσθαι* SA: *παρασκευάσασθαι* FY Dion. | *ἡμέτερ'* A 16 *καὶ* del. Dobree 18 *καὶ τὰ* AY schol. p. 229, 22 19 *λογιζομενοις* S 20 *μάταιον ἔχοντα* FY | *μῆκος*] ς in ras. 3 litt. Y 21 *ὡς* om. FY 22 *οἴομαι* SF¹: *οἶμαι* F corr. AY

ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέ|σκῃ, ψηφίζεσθαι. 182
ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς ὦ ἄνδρες Ἀθηναῖοι
καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς
ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα.
15 *ὁρᾶτε γὰρ ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι, ὅσα μὲν πώποθ'*
ἅπαντες ἠβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς
ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποθ' ὑμᾶς
ἐξέφυγεν, ὅσα δ' ἠβουλήθητε μέν, μετὰ ταῦτα δ' ἀπεβλέψατ'
εἰς ἀλλήλους ὡς αὐτὸς μὲν ἕκαστος οὐ ποιήσων,
τὸν δὲ πλησίον πράξοντα, οὐδὲν πώποθ' ὑμῖν ἐγένετο.
16 *ἐχόντων δ' ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους*
καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι
δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας· ἐὰν γὰρ
τοῦτ' ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων
καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν
καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων, ἔσεσθαι χίλια
17 *καὶ διακόσια ταῦθ' ὑμῖν σώματα. ἐκ τοίνυν τούτων*
οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν,
ἑξήκοντα σώματ' ἔχουσαν ἑκάστην. τούτων δὲ τῶν συμμοριῶν
ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκ'
ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ

---

1 *αὐτὴν* SY^2 schol. p. 229, 25: *αὐτοὺς* FAY^1 | *ὑμῖν* S schol.: om. FAY | *ψηφίζεσθαι* S: $\overset{\text{ζε}}{\text{ψηφίσασθαι}}$ F *ψηφίσασθαι* AY schol. 2 *τοίνυν*] *δὲ* Dion. de Thucyd. p. 947 | *μὲν* om. Dion. 3 *ὑμᾶς* A Dion.: *ὑμῶν* SFY 6 *ἅπαντες πώποτ'* A *ἅπαντες* om. Dion. | *ἐβουλήθητε* FY Dion. item v. 8 | *τὸ* om. A 7 *ἕκαστος* om. Dion. | *αυτῶι* A 9 *εἰς* S Dion.: $\overset{\text{εἰς}}{\text{προς}}$ F *πρὸς* AY 10 *τὰ δέοντα πράξοντα* Dion. 11 *παρωξυμμένων* SA *γρ.* Y^3: *παροξυνομένων* FY^1 13 *καὶ ὀκτακοσίους* S 15 *ὀρφανικῶν* A 18 *οἴομαι* F^1 | *εἴκοσι* Y^1 19 *σώματα ξ' ἑκάστην ἔχουσαν* Harpocr. s. *συμμορία* 20 *κατὰ δώδεκα*] *καλωδεκα* ut videtur S^1 corr. ead. 21 *ἀεὶ*] *ἀ* in ras. S (fuit *δει*?)

τοὺς ἀπορωτάτους. καὶ τὰ μὲν σώματα ταῦθ' οὕτω
συντετάχθαι φημὶ δεῖν· δι' ὃ δ', εἴσεσθε, ἐπειδὰν ὅλον
τὸν τρόπον τῆς συντάξεως ἀκούσητε. τὰς δὲ τριήρεις 18
πῶς; τὸν ἅπαντ' ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας,
κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν
πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε,
183 καὶ τῶν τρίτων ἑκατὸν πένθ' | ἑκάστῳ μέρει διδόντας,
εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν,
τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν
αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις. ἐπειδὰν δὲ ταῦθ' οὕτως 19
ἔχονθ' ὑπάρχῃ, κελεύω, ἐπειδὴ τὸ τίμημ' ἐστὶν τῆς χώρας
ἑξακισχιλίων ταλάντων, ἵν' ὑμῖν καὶ τὰ χρήματ' ᾖ συντεταγμένα,
διελεῖν τοῦτο καὶ ποιῆσαι καθ' ἑξήκοντα
τάλανθ' ἑκατὸν μέρη, εἶτα πένθ' ἑξηκονταλαντίας εἰς
ἑκάστην τῶν μεγάλων τῶν εἴκοσι συμμοριῶν ἐπικληρῶσαι,
τὴν δὲ συμμορίαν ἑκάστῳ τῶν μερῶν μίαν ἑξηκονταλαντίαν
ἀποδοῦναι, ὅπως, ἂν μὲν ὑμῖν ἑκατὸν δέῃ 20
τριήρων, τὴν μὲν δαπάνην ἑξήκοντα τάλαντα συντελῇ,
τριήραρχοι δ' ὦσιν δώδεκα, ἂν δὲ διακοσίων, τριάκοντα
μὲν ᾖ τάλαντα τὴν δαπάνην συντελοῦντα, ἓξ δὲ σώματα
τριηραρχοῦντα, ἐὰν δὲ τριακοσίων, εἴκοσι μὲν ᾖ τάλαντα
τὴν δαπάνην διαλύοντα, τέτταρα δὲ σώματα τριηραρχοῦντα.
τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ νῦν ὀφειλόμεν' 21

---

1 *ἀπόρους* A | *ταῦθ'* om. FY 2 *φημὶ δεῖν συντετάχθαι* FY | *ὃ δ' εἴσεσθε*] *ὁ δεησεσθε* S^{1} 6 sq. *καὶ τῶν δευτέρων ... τρίτων ἑκατὸν πέντε* om. S^{1} in fine col. *καὶ τ. δ. ἑ. π.* add. S^{d1} *καὶ τ. τρ. ἑ. π.* S^{d2} 7 *μέρη* ut vid. F^{1} 8 *συνκληρωσαι* S^{1} cf. Meisterhans § 41, 5 10 *ἀποδιδόναι* A 11 *τῆς* S Harpocr. s. *ὅτι ἑξακισχίλια*: *τὸ τῆς* FAY 14 *ἑκατὸν μέρη* om. A^{1} add. A^{3} | *ἑξηκονταλαντείας* FY item v. 16 | *εἰς ἑκάστην* SFY: *ἑκάστηι* A *γρ.* Y^{3} cf. § 21 15 *τῶν μεγάλων* iter. Y^{1} | *τῶν* ante *εἴκοσι* om. A 17 *ἐὰν* FY 19 *ἐὰν* FAY | *δὲ δέηι* FY 20 *τάλαντα τὰ* FY^{1} 21 et 22 *τριηραρχοῦντα* del. Dobree

ὦ ἄνδρες Ἀθηναῖοι τῶν σκευῶν ἐπὶ τὰς τριήρεις
τιμήσαντας ἅπαντ᾽ ἐκ τοῦ διαγράμματος νεῖμαι κελεύω
μέρη εἴκοσιν, ἔπειτα ταῖς μεγάλαις ἐπικληρῶσαι συμμορίαις
μέρος ἓν χρήστων ἑκάστῃ, τὴν δὲ συμμορίαν ἑκάστην
διανεῖμαι τῶν αὑτῆς μερῶν ἑκάστῳ τὸ ἴσον, τοὺς δὲ
δώδεκα τοὺς ἐν ἑκάστῳ τῷ μέρει ταῦτ᾽ εἰσπράξαντας τὰς
τριήρεις, ἃς ἂν ἕκαστοι λάχωσιν, παρεσκευασμένας παρέχειν.
22 *τὴν μὲν δαπάνην καὶ τὰ σκάφη καὶ τοὺς τριηράρχους*
καὶ τὴν τῶν σκευῶν εἴσπραξιν οὕτως ἂν ἄρισθ᾽
ἡγοῦμαι καὶ πορισθῆναι καὶ παρασκευασθῆναι· πλήρωσιν
δ᾽, ᾗ καὶ σαφὴς ἔσται καὶ ῥᾳδία, μετὰ ταῦτα | λέγω. 184
φημὶ τοὺς στρατηγοὺς δεῖν διανεῖμαι τόπους δέκα τῶν
νεωρίων, σκεψαμένους ὅπως ὡς ἐγγύτατ᾽ ἀλλήλων κατὰ
τριάκοντ᾽ ὦσιν νεώσοικοι, ἐπειδὰν δὲ τοῦτο ποιήσωσιν,
δύο συμμορίας καὶ τριάκοντα τριήρεις τούτων ἑκάστῳ
23 *προσνεῖμαι τῶν τόπων, εἶτ᾽ ἐπικληρῶσαι τὰς φυλάς· τὸν*
δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν ἡ φυλὴ τόπον λάχῃ, διελεῖν
τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτ᾽ ἐπικληρῶσαι τὰς τριττῦς,
ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος ᾖ
τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος ἡ
τριττὺς ἔχῃ, εἰδῆτε δ᾽, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν,
ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριή-

---

1 *ὦ ἄνδρες Ἀθηναῖοι* ponunt post *τρόπον* p. 217, 23 FY 2 *τιμήσαντας*] *ας* in ras. A | *ἅπαντας* A^1 4 *χρήστων* S: *χρηστῶν* FAY 5 *ἑαυτῆς* FAY | *τὸ ἴσον* om. Y^1 6 *τῷ* del. F om. Y^1 | *τὰς* del. F om. Y^1 7 *ἕκαστοι*] *ι* in ras. F 10 *καὶ παρασκευασθῆναι* om. Y^1 add. Y^2 | *πλήρωσιν* S: *πλήρωσις γρ.* S^{d}FAY 11 *ᾗ* S corr. Y corr.: *εἰ* S^1 *τίς ἡ* FY^1 om. A *γρ.* Y^3 *ὅθεν γρ.* S^d | *σαφὴς ὅθεν* A *γρ.* Y^3 | *εστιν* S^1 corr. ead. | *λέγω* SA *γρ.* Y^3: *λέξω* FY^1 14 *νεωσοικου* vel *νεωσοικους* S^1 17 *ταξίαρχον* SA (*ἔν τισι*) Y^3: *τριήραρχον* FY^1 | post *ἕκαστον* add. *καθ᾽ ἕκαστον νεώριον ἵνα ὦσιν συμμορίαι δύο, τριήρεις τριάκοντα, φυλὴ μία* FA^{3}Y: om. SA^1 | *τόπον* om. Y^1 19 *ἑκάστης* FY 21 *ἔχει* A

ραρχοι τίνες καὶ τριήρεις ποῖαι[, καὶ τριάκοντα μὲν ἡ φυλή,
δέκα δ' ἡ τριττὺς ἑκάστη τριήρεις ἔχῃ]. ἐὰν γὰρ ταῦθ' οὕτως
εἰς ὁδὸν καταστῇ, εἴ τι καὶ παραλείπομεν νῦν (πάντα γὰρ
ἴσως εὑρεῖν οὐ ῥᾴδιον), αὐτὸ τὸ πρᾶγμ' ἑαυτῷ εὑρήσει,
καὶ μία σύνταξις καὶ πασῶν τῶν νεῶν καὶ μέρους ἔσται.

Ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον 24
μὲν οἶδα λόγον μέλλων λέγειν, ὅμως δ' εἰρήσεται·
πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ
τὰ γενησόμεν' εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ
λέγειν νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ,
μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν,
οὐδ' εἰς τόθ' ὑπάρχειν ἡγησόμεθ' ἡμῖν (οὕτω πολὺ τοῦ
πορίσαι νῦν ἀποσχήσομεν), ἐὰν δ' ἐῶμεν, ἔσται. τίς οὖν
ἔσθ' οὗτος ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δ' εἰς τότε;
185 αἰνίγματι | γὰρ ὅμοιον τοῦτό γε. ἐγὼ φράσω. ὁρᾶτε τὴν 25
πόλιν ὦ ἄνδρες Ἀθηναῖοι πᾶσαν ταύτην. ἐν ταύτῃ
χρήματ' ἔνεστιν ὀλίγου δέω πρὸς ἁπάσας τὰς ἄλλας
εἰπεῖν πόλεις. ταῦτα δ' οἱ κεκτημένοι τοιοῦτον ἔχουσι
νοῦν, ὥστ', εἰ πάντες οἱ λέγοντες φοβοῖεν ὡς ἥξει βασι-

---

1 ποῖαι γρ. FY: πόσαι SF^{1}A 1sq. καὶ τριάκοντα ... ἔχῃ del. Dobree 2 δ' ἡ] δε S^1 | τριήρης (?) F^1 3 καταστάιη F | παραλείπομεν Y: παρ$\overset{\varepsilon}{\alpha}$λείπομεν F παρελείπομεν S παραλείπομαι A 4 ἴσως SA^1: ἀκριβῶς A^3 mg. $\overset{\pi\omega\varsigma}{\text{ἀκριβῶς}}$ F ἀκριβῶς πως Y | ραιον S^1 | αὔθ' ἑαυτῷ τὸ πρᾶγμ' coni. Weil | ἑαυτὸ A 5 καὶ πασῶν ... μέρους secl. Blass sec. Tournier 7 λόγον μέλλων c. Rehd. Reiske: λόγον ὃν μέλλω SF (articulo opus esset) λέγω μέλλων A μέλλων λόγον Y 9 φανήσεσθαι FY 10 ἐὰν AY 11 cf. Hermog. III 450 W. (426, 13 R.) | ἐὰν FAY 12 ἡμῖν AY^3 mg.: ὑμῖν SY^1 $\overset{\upsilon}{\text{ἡ}}$μῖν F 13 ἀποσχήσομεν] ἀποχρησόμεθα A 14 οὗτος om. Y | ὑπάρχων A | δ' εἰς SA: δὲ FY 15 cf. Arist. IX 388 ubi exemplum Aesch. III 17 intercidisse vid. 16 ταυτηνί FY 17 ἔνεστιν] εστιν S^1 corr. ead. cf. Plat. Alc. I 122^e | πάσας AY 19 νοῦν SF^{1}A: τὸν νοῦν F corr. Y | οἱ ἐνταυθὶ λέγοντες A

*λεύς, ὡς πάρεστιν, ὡς οὐδ' οἷόν τε ταῦτ' ἄλλως ἔχειν,
καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος τούτοις χρησμῳ-
δοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλ' οὐδ' ἂν δεί-*
26 *ξαιεν οὐδ' ἂν ὁμολογήσαιεν κεκτῆσθαι. εἰ μέντοι τὰ
νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμεν' αἴσθοιντο,
οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ
πρῶτος εἰσενέγκαι· τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ
τὰ ὄντ' ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ
τῶν λοιπῶν εἰσενεγκεῖν; χρήματα μὲν δή φημ' εἶναι
τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δ' οὔ. διὸ μηδὲ
ζητεῖν παραινῶ· ὅσα γὰρ | νῦν πορίσαιτ' ἄν, εἰ προέλοι-*
27 *σθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός. φέρε γάρ,
ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν; οὐκοῦν ἑξήκοντα τά-
λαντα. ἀλλὰ πεντηκοστήν τις ἐρεῖ, τὸ διπλοῦν; οὐκοῦν
ἑκατὸν καὶ εἴκοσι. καὶ τί τοῦτ' ἔστιν πρὸς διακοσίας
καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματ' ἄγειν φασὶν
οὗτοι; ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν,
πεντακόσια τάλαντα; ἀλλ' οὔτ' ἂν ἀνάσχοισθ' οὔτ', εἰ*
28 *καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα. δεῖ τοίνυν
ὑμᾶς τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν
μὲν ἐᾶν τοὺς κεκτημένους ἔχειν (οὐδαμοῦ γὰρ ἂν ἐν
καλλίονι σῴζοιτο τῇ πόλει), ἐὰν δέ ποθ' οὗτος ὁ καιρὸς*

---

1 *οὐδ'* S: *οὐχ* FAY 2 *χρησμῳδοῖεν*] *χρησμῳδοί* Reiske 3 *δείξαιεν*] *δόξειεν* Cobet secl. verbis v. 4 *οὐδ' ἂν ὁμολογήσαιεν* 6 *οὐχὶ κἂν* (*ουχικαν*) S: *οὐχ ἱκανὸν* FY *οὐκ ἂν* AY^3 mg. *οὐχ ἑκὼν ἂν* Reiske 7 *εἰσενέγκοι* AY^3 8 *ὄντα πάντ'* FAY 9 *εἰσενεγκεῖν* etiam F 11 *γὰρ* γρ. FAY: *γὰρ ἂν* SF^1 | *νυνὶ* FAY | *πορίσαισθ'* FAY | *ἂν* S γρ. FAY: om. F^1 | *εἰ* γρ. FAY: *ἡ* S *ἦ* F^1 12 *πλείω* S | post *γὰρ* add. *τὴν* S rec. s. v. FY 13 *εἰσφέρει* Y^1 | *νῦν* om. A | *τάλαντα ἐρεῖ* FAY 18 *οὔτ' ἂν* FAY: *ουτ'* S | *οὔτ' εἰ* SAY corr.: *οὔτ' ἂν εἰ* FY^1 20 $\overset{υ}{ἡ}$*μᾶς* F | *τὰ μὲν ἄλλα* S: *τἄλλα* FAY 22 *ὁ καιρὸς οὗτος* FY

186 *ἔλθῃ, τόθ' | ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν.
ταῦτα δὲ καὶ δυνατά ἐστιν ὦ ἄνδρες Ἀθηναῖοι καὶ πράττειν
καλὰ καὶ συμφέροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδει'
ἀπαγγελθῆναι, καὶ φόβος οὐκ ὀλίγος γένοιτ' ἂν
ἐκείνῳ διὰ τούτων. οἶδε μέν γε διακοσίαις τριήρεσιν,* 29
*ὧν ἑκατὸν παρεσχόμεθ' ἡμεῖς, τοὺς προγόνους αὐτοῦ
χιλίας ἀπολέσαντας ναῦς, ἀκούσεται δὲ τριακοσίας αὐτοὺς
ἡμᾶς νῦν παρεσκευασμένους τριήρεις· ὥστε μὴ
κομιδῇ, μηδ' εἰ πάνυ μαίνοιτο, νομίσαι ῥᾴδιόν τι τὸ τὴν
ἡμετέραν πόλιν ἐχθρὰν ποιήσασθαι. ἀλλὰ μὴν εἴ γ'
ἐπὶ χρήμασιν αὐτῷ μέγ' ἐπέρχεται φρονεῖν, καὶ ταύτην
ἀσθενεστέραν ἀφορμὴν τῆς ὑμετέρας εὑρήσει. ὁ μέν γε* 30
*χρυσίον, ὥς φασιν, ἄγει πολύ. τοῦτο δ' ἐὰν διαδῷ ζητήσει·
καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατ' ἐπιλείπειν πέφυκεν,
ἐάν τις ἀπ' αὐτῶν ἀθρόα καὶ πολλὰ λαμβάνῃ.
ἡμῖν δὲ τὸ τῆς χώρας τίμημ' ὑπάρχον ἀφορμὴν [ἑξακισχίλια
τάλαντα] ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας
ἐκείνων ἀμυνόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων
αὐτοῦ μάλιστ' ἂν εἰδεῖεν, ἕως δ' ἂν κρατῶμεν, οὐκ ἔνι
δήπου χρήμαθ' ἡμᾶς ἐπιλείπειν.*

3 *περὶ*] *παρ* S cf. § 38   5 *τούτων*] *τοῦτο* A | *διακοσίαις* SF^1 (ut vid.) schol. p. 232, 1: *τριακοσίαις* F corr. AY   6 post *ὧν* 2 litt. eras. Y | *παρεχόμεθ'* S   7 *αὐτοὺς ἡμᾶς* S: *αὐτοὺς ὑμᾶς* FY *ὑμᾶς αὐτοὺς* A   8 *νῦν* om. FY | *τριήρεις* om. A incl. Bekker | *μὴ* om. A   9 *μενοιτο* ut vid. S^1 | *τι* SFY: *εἶναι* A   13 *πολὺ* om. FAY | *δ' ἂν* FAY   14 *αἱ κρῆναι* A | *ἐπιλείπειν* SAY corr.: *ἐπιλιπεῖν* FY^1 15 *ἀθρόα* FAY: *αθροα* S | *καὶ* om. A, cf. XXI 131 at v. Plat. remp. 344^d | *λαμβάνῃ*] *ηι* in ras. S   16 sq. *τὸ τῆς … ἀκούσεται*] *τὴν χώραν ὑπάρχειν* (*ὑπάρχειν* cum Harp. Phot.) *ἀφορμὴν ἀκούσεται* Dobree | *ὀκτακισχίλια* F „*ἤτοι γραφικὸν ἁμάρτημά ἐστιν ἤ* …“ Harp. s. *ὅτι ἑξακ.* | *ἑξακισχίλια τάλαντα* secl. G. H. Schaefer   17 *ειποντας* S^1 18 *ἀμυνόμεθα* Ald. Tayl. Cobet: *ἀμυνούμεθα* SFAY | *μαραθῶνι* AY mg. (*ἔν τινι*): *ἐν μαραθῶνι* SFY^1 | *καὶ σαλαμῖνι* ante *τῶν* add. S *γρ.* F   20 *ἐπιλιπεῖν* FAY

31 Καὶ μὴν οὐδ' ὅ τινες δεδίασιν, μὴ ξενικὸν πολὺ συστήσηται
χρήματ' ἔχων, ἀληθὲς εἶναί μοι δοκεῖ. ἐγὼ γὰρ
ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν
ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων
μισθοφορεῖν παρ' ἐκείνῳ, οὐχ ἵν' ἐκεῖνος ἕλῃ τινὰ τούτων,
ἀλλ' ἵν' εὐπορίαν τιν' ἕκαστος ἑαυτῷ κτησάμενος
ἀπαλλαγῇ τῆς ὑπαρχούσης πενίας· ἐπὶ δὲ τὴν |Ἑλλάδα 187
Ἕλλην' οὐδέν' ἂν ἐλθεῖν ἡγοῦμαι. ποῖ γὰρ αὐτὸς τρέψεται
32 μετὰ ταῦτα; εἰς Φρυγίαν ἐλθὼν δουλεύσει; οὐ γὰρ
ὑπὲρ ἄλλου τινός ἐστιν ὁ πρὸς τὸν βάρβαρον πόλεμος ἢ
περὶ χώρας καὶ βίου καὶ ἐθῶν καὶ ἐλευθερίας καὶ πάντων
τῶν τοιούτων. τίς οὖν οὕτως δυστυχής ἐστιν ὅστις
ἑαυτόν, γονέας, τάφους, πατρίδ' ἕνεκα κέρδους βραχέος
προέσθαι βουλήσεται; ἐγὼ μὲν οὐδέν' ἡγοῦμαι. οὐ μὴν
οὐδ' ἐκείνῳ συμφέρει ξένους κρατῆσαι τῶν Ἑλληνικῶν·
οἱ γὰρ ἡμῶν κρατήσαντες ἐκείνου γε πάλαι κρείττους
ὑπάρχουσιν· βούλεται δ' ἐκεῖνος οὐκ ἀνελὼν ἡμᾶς ἐπ'
ἄλλοις εἶναι, ἀλλὰ μάλιστα μὲν πάντων, εἰ δὲ μή γε, τῶν
ὑπαρχόντων δούλων ἑαυτῷ νῦν ἄρχειν.

33 Εἰ τοίνυν τις οἴεται Θηβαίους ἔσεσθαι μετ' ἐκείνου,
ἔστι μὲν χαλεπὸς πρὸς ὑμᾶς ὁ περὶ τούτων λόγος (διὰ

---

1 διδόασι A^1 corr. A^3 | πολυν S 3 ἐπ' Αἴγυπτον μὲν Flagg | ὀρρόνταν (prius ρ in ras.) Y 4 θελῆσαι Flagg 5 μισθοφορεῖν SF^1A γρ. Y^2 μισθοφορῆσαι F rec. Y^1 6 τιν' om. Y | αὐτῶι FY 7 τὴν δ' Flagg | ἄλλην ἑλλάδα F, 5 litt. ante ἑλ. eras. Y 8 ἂν ἐλθεῖν οὐδένα A | ἐλθεῖν SAY mg.: ἐθέλειν F (sed θελ in ras.) Y^1 12 ἐστὶ δυστυχὴς FY 14 οὐ SA: καὶ FY 15 ξένοις A cf. schol. p. 232, 23 διὰ τῶν ξένων, Dobree; at cf. οἱ ... κρατήσαντες | ἑλληνικῶν SAF: ἑλλήνων γρ. F mg. Y 16 κρατήσαντες SFA^1Y: κρατήσοντες A^3, Dobree 17 ὑπάρχουσιν SA: εἰσὶν FY 18 μή γε τῶν SFY: μή τῶν γ' A cf. Dion. Arch. III 29, 3. V 76, 1. VI 23, 3 saepius 21 χαλαιπος S^1 | τούτων SA: ἐκείνων FY

γὰρ τὸ μισεῖν αὐτοὺς οὐδ᾽ ἂν ἀληθὲς οὐδὲν ἡδέως ἀγαθὸν
περὶ αὐτῶν ἀκούσαιτε)· οὐ μὴν ἀλλὰ δεῖ τοὺς περὶ
πραγμάτων μεγάλων σκοποῦντας μηδένα συμφέροντα λογισμὸν
παραλιπεῖν διὰ μηδεμίαν πρόφασιν. ἐγὼ τοίνυν
οἶμαι τοσοῦτον ἀπέχειν Θηβαίους τοῦ μετ᾽ ἐκείνου ποτ᾽
ἂν ἐλθεῖν ἐπὶ τοὺς Ἕλληνας, ὥστε πολλῶν ἂν χρημάτων, 34
εἰ ἔχοιεν δοῦναι, πρίασθαι γενέσθαι τιν᾽ αὐτοῖς καιρὸν
δι᾽ οὗ τὰς προτέρας ἀναλύσονται πρὸς τοὺς Ἕλληνας
ἁμαρτίας. εἰ δ᾽ ἄρα παντάπασί τις οὕτως οἴεται φύσει
δυστυχεῖς Θηβαίους εἶναι, ἐκεῖνό γε δήπουθεν ἅπαντες
ἐπίστασθε, ὅτι Θηβαίων τἀκείνου φρονούντων ἀνάγκη
τοὺς τούτων ἐχθροὺς τὰ τῶν Ἑλλήνων φρονεῖν.

188 Ἡγοῦμαι τοίνυν | ἐγὼ ταύτην τὴν τάξιν τοῦ δικαίου 35
καὶ τοὺς μετ᾽ αὐτῆς ὄντας κρείττους τῶν προδοτῶν καὶ
τοῦ βαρβάρου ἔσεσθαι πρὸς ἅπαντα. ὥστ᾽ οὔτε φοβεῖσθαί
φημι δεῖν πέρα τοῦ μετρίου, οὔθ᾽ ὑπαχθῆναι προτέρους
ἐκφέρειν τὸν πόλεμον. καὶ μὴν οὐδὲ τῶν ἄλλων
οὐδέν᾽ ἂν εἰκότως Ἑλλήνων φοβηθέντα τὸν πόλεμον
τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι, τέως μὲν κοι- 36
νὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις,
πολλῶν ἀγαθῶν ἦσαν κύριοι, ἐπειδὴ δὲ φίλον αὐτὸν
νομίσαντες αὐτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διη-

---

1 *οὐδὲν* om. FY | *ἡδέως* Dobree: *ἡδέως οὐδ᾽* SFAY | *ἀγαθόν τι* FAY 2 *ἀκούσαιτε* Y corr.: *ἀκούσετε* S *ἀκούσεσθε*^{σετε} F *ἀκούσεται* A *ἀκούσεσθε* ut vid. Y^1 5 *οἴομαι τοσοῦτ᾽* A 8 *διαλύσονται* γρ. S^dFY 11 *ἀνάγκηι* A 14 *τῶν προδοτῶν κρείττους* FY 15 *ἅπαντα* G. H. Schaefer, cf. XXXVI 50: *ἅπαντας* SFAY | *οὔτε*] *οὐδὲ* Y^1 17 *οὐδὲ* om. A 18 *Ἑλλήνων* om. F 19 *τέως* SF^1 γρ. FA^1 (*τε ὡς*) Y^1 Suidas: *ἕως* F corr. A^3Y corr. 19 sq. *ἐκεῖνον κοινὸν ἐχθρὸν* FY 22 *αὑτοὺς* F *αὐτοὺς* Y

νέχθησαν διαφόρων, ὅσ’ ἂν οὐδὲ καταρώμενος ηὗρέ τις
αὐτοῖς, τοσαῦτα πεπόνθασιν κακά; εἶθ’ ὃν ἡ τύχη καὶ
τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δ’ ἐχθρὸν
ἐμφανίζει, τοῦτον ἡμεῖς φοβώμεθα; μηδαμῶς· ἀλλὰ μηδ’
ἀδικῶμεν αὐτόν, ἡμῶν ἕνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλή-
37 νων ταραχῆς καὶ ἀπιστίας· ἐπεὶ εἴ γ’ ὁμοθυμαδὸν ἦν
μετὰ πάντων ἐπιθέσθαι μόνῳ, οὐδ’ ἀδικεῖν ἡμᾶς ἐκεῖνον
ἀδίκημ’ ἂν ἔθηκα. ἐπειδὴ δὲ τοῦτ’ οὐχ οὕτως ἔχει, φυ-
λάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ
δίκαι’ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν· ἡσυχίαν μὲν
γὰρ ἐχόντων ὑμῶν ὕποπτος ἂν εἴη τοιοῦτόν τι πράττων,
πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη
διὰ τὴν πρὸς ὑμᾶς ἔχθραν τοῖς ἄλλοις φίλος εἶναι βού-
38 λεσθαι. μὴ οὖν ἐξελέγξηθ’ ὡς κακῶς ἔχει τὰ Ἑλληνικά,
συγκαλοῦντες ὅτ’ οὐ πείσονται, καὶ πολεμοῦντες ὅτ’ οὐ
δυνήσεσθε· ἀλλ’ ἔχεθ’ ἡσυχίαν θαρροῦντες καὶ παρα-
σκευαζόμενοι, καὶ βούλεσθ’ ἀπαγγέλλεσθαι μὲν περὶ ὑμῶν|
πρὸς βασιλέα, μὴ μὰ Δί’ ὡς ἀποροῦσιν ἢ φοβοῦνται ἢ 189
θορυβοῦνται πάντες [οἱ Ἕλληνες καὶ Ἀθηναῖοι], πολλοῦ
39 γε καὶ δεῖ, ἀλλ’ ὅτι, εἰ μὲν μὴ τοῖς Ἕλλησιν ὁμοίως
αἰσχρὸν ἦν τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν ὥσπερ ἐκείνῳ κα-

---

1 διαφόρων Vind. 4 Vat.^{b}: διαφορῶν SFAY | ὅσ’] ὅσα F σα in ras. | ἂν οὐδὲ] οὐδ’ ἂν Tournier 3 ἀλυσιτελῆι Y 4 φοβούμεθα A Hermog. III 151 W. (177, 17 R.) | μηδ’ AY^{3} mg.: μὴ SFY^{1} 5 αὐτὸν ἡμῶν SF: αὐτὸν ἡμῶν αὐτῶν γρ. FAY^{3} mg. ἡμῶν αὐτῶν Y^{1} αὐτῶν ἡμῶν Par. Coisl. 6 ἀπιστειας S^{1} | ὁμοθυμον S^{1}F 7 ἀδικεῖν ἂν S^{2} mg. FY | ἀδικεῖν ἡμᾶς ἐκεῖνον secl. Blass 7 sq. ἐκεῖνον ἀδίκημ’ ἂν ἔθηκα SFY: ἔθηκα ἐκεῖνον A 8 οὐχ] υ post add. F

11 πράττ$\overset{\text{ειν}}{\text{ων}}$ F πράττειν Y^{3} 12 πρότερον A 13 φιλοις S^{1} 15 πείσονται SF^{1}: πείσετε F rec. AY 17 βουλεσθαι S | ἐπαγγέλλεσθαι A | μὲν om. FY del. Tournier | περὶ] παρὰ Tournier 19 οἱ Ἕλληνες καὶ Ἀθηναῖοι secl. Weil 20 μὲν om. FY

*λόν, πάλαι ἂν ἐπ' αὐτὸν ὑμεῖς ἐπορεύεσθε, νῦν δὲ τοῦτο
μὲν οὐκ ἂν ποιήσαιτε, ὑμῶν ἕνεκ' αὐτῶν, εὔχεσθε δὲ
πᾶσι τοῖς θεοῖς τὴν αὐτὴν λαβεῖν παράνοιαν ἐκεῖνον
ἥνπερ ποτὲ τοὺς προγόνους αὐτοῦ. καὶ ταῦτ' ἂν ἐπίῃ
σκοπεῖν αὐτῷ, οὐκ ὀλιγώρως ὑμᾶς βουλευομένους εὑρήσει.
ἐκ μέν γε τῶν πρὸς τοὺς ἑαυτοῦ προγόνους πολέμων* 40
*σύνοιδεν τὴν πόλιν εὐδαίμονα καὶ μεγάλην γεγενημένην,
ἐκ δὲ τῆς ἡσυχίας ἧς ἦγέν ποτε, οὐδεμιᾶς τῶν ἄλλων
Ἑλληνίδων πόλεων τοσοῦτον ὅσον νῦν ὑπεραίρουσαν.
καὶ μὴν καὶ τοὺς Ἕλληνας ὁρᾷ δεομένους ἤτοι τινὸς
ἑκουσίου ἢ ἀκουσίου διαλλακτοῦ, τοῦτον δ' αὐτὸν ἂν
οἶδεν φανέντ' αὐτοῖς, εἰ πόλεμον κινοίη. ὥστε καὶ
γνώριμα καὶ πίστ' αὐτῷ τῶν ἀπαγγελλόντων ἀκούειν
ἔσται.*

Ἵνα δ' ὦ ἄνδρες Ἀθηναῖοι μὴ μακρὰ λίαν λέγων 41
*ἐνοχλῶ, τὰ κεφάλαι' ὧν συμβουλεύω φράσας ἄπειμι. παρασκευάζεσθαι
μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθροὺς κελεύω,
ἀμύνεσθαι δὲ βασιλέα καὶ πάντας, ἐὰν ἀδικεῖν ἐπιχειρῶσιν,
ταύτῃ τῇ αὐτῇ δυνάμει φημὶ δεῖν, ἄρχειν δὲ μηδενὸς
μήτε λόγου μήτ' ἔργου ἀδίκου, τὰ δ' ἔργ' ἡμῶν ὅπως
ἄξια τῶν προγόνων ἔσται σκοπεῖν, μὴ τοὺς ἐπὶ τοῦ βή-*

---

1 *ἐπ' αὐτὸν ὑμεῖς* S: *ὑμεῖς ἐπ' αὐτὸν* A *ὑμεῖς ἐπ' ἐκεῖνον* FY 2 *ποιήσαιτε* Y corr.: *ποιήσετε* SFAY^{1} | *εὔχεσθαι* S 4 *ἐπίῃ*] *ἐπειηι* S

5 *ὀλιγώρως*] *ἀλόγως γρ.* S^{d} *γρ.* F 6 *τοὺς* om. S^{1} 8 *ἧς* S: $\overset{\nu}{\text{ἧς}}$ F *ἣν* AY | *ποτε* SF: *πρὸ τοῦ γρ.* S^{d}Y *πρὸ τούτων* A (dittographia) | *οὐδεμιᾶς* post *πόλεων* v. 9 pon. AY | *ἄλλων* om. Y 11 *ἂν* om. A 13 *τὰ τῶν* A | *ἀγγελλόντων* A 15 *μακρὰ λίαν λέγων* S: *μακρὰ λέγων λίαν* FY *μακρολογίαν λέγων* A 17 *μὲν* om. Y 18 *ἀμύνασθαι* Y | *δὲ καὶ* FAY | *ἂν* FY 19 *αὐτῇ* om. FAY 20 *ἀδίκου* suspectum; post *ἄρχειν δὲ* transp. Blass, post *μηδενὸς* Weil | *δ'* om. S 21 *σκοπεῖν* SA: *σκοπῶμεν* FY (*ω* in ras. Y^{1}) | *μὴ*] *δὴ* S | *τοῦ* om. F

ματος λόγους. κἂν ταῦτα ποιῆτε, καὶ ὑμῖν αὐτοῖς καὶ τοῖς τἀναντία πείθουσι συμφέροντα πράξετε· οὐ γὰρ ὀργιεῖσθ' αὐτοῖς ὕστερον, νῦν ἁμαρτόντες.

2 ὀργισθήσεσθε FY   3 αμαρτῶντες S corr. ἁμαρτάνοντες A

In SF subscriptum
ΠΕΡΙ ΤΩΝ (om. F) ΣΥΜΜΟΡΙΩΝ
$\bar{\mathrm{H}}\ \bar{\mathrm{H}}\ \bar{\mathrm{H}}\ \boxed{\Delta}\ \bar{\Delta}\ \bar{\Delta}\ \bar{\Delta}\ \bar{\Delta}$
addidit S^d Δ̣ (i. e. διώρθωται) et m. rec. Δ̣
in AY ΠΕΡΙ ΤΩΝ (om. Y) ΣΥΜΜΟΡΙΩΝ

23 X 14

XV

190 ΥΠΕΡ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ

ΥΠΟΘΕΣΙΣ

Τὸν συμμαχικὸν κληθέντα πόλεμον ⟨ἤραντο⟩ πρὸς Ἀθηναίους Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι, πρότερον μὲν αὐτῶν ὑπήκοοι γεγονότες, τότε δ' ἀλλήλοις συμμαχίαν πεποιημένοι κατὰ τῶν Ἀθηναίων. γείτονες δ' ὄντες οἱ Ῥόδιοι τῇ Καρίᾳ πρὸς τὸν ταύτης ὕπαρχον Μαύσωλον οἰκείως ἔχειν ἐδόκουν. ὁ δὲ κατ' ὀλίγον πιστευόμενος ὑπ' αὐτῶν ἐπιβουλὴν κατὰ τοῦ δήμου συνεστήσατο, καὶ τὴν δημοκρατίαν τῶν Ῥοδίων ἀφελόμενος ὀλίγοις τοῖς δυνατωτάτοις τὴν πόλιν κατεδούλωσεν. συμβουλεύει τοίνυν ὁ Δημοσθένης μὴ περιορᾶν ταῦτα, ἀλλὰ βοηθεῖν τῷ δήμῳ τῶν Ῥοδίων, συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ δημοκρατεῖσθαι τὰς πόλεις. εἰ δ' ἠδικήκασιν ἡμᾶς Ῥόδιοι, φησίν, ἀλλὰ πρέπον ἐστὶν ἡμῖν καὶ σύνηθες τὸ καὶ τοὺς λυπήσαντάς τι τῶν Ἑλλήνων ἐλευθεροῦν καὶ μὴ μνησικακεῖν ἁμαρτάνουσιν εἰς τὴν πόλιν.

Οἶμαι δεῖν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι περὶ τηλικούτων Prooem XXVII *βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβου-*

In titulo ΤΗΣ ΤΩΝ Α ΠΕΡΙ ΤΗΣ ΤΩΝ Y (non in arg.) *ὑπόθεσις τῆς ῥοδίων ἐλευθερίας* F 1 *ἤραντο* add. Felicianus; post *ἀθηναίους* habet signum ∻ Y, quid in mg. scriptum sit non dispicio 5 *ναύσωλον* F 6 *πιστευόμενος*] *πεισθεὶς* F („voluit *πιστευθεὶς*“ Voemel) 8 *δυνατωτέροις* codd. 10 *λέγων* Y corr.: om FY^1 cf. arg. ad or. XVI 11 sq. *φησὶ ῥόδιοι* Y 12 *ὑμῖν* Y 15 *ὑμᾶς* om. S^1 add. ead. ut vid.

λευόντων. ἐγὼ δ᾽ οὐδεπώποθ᾽ ἡγησάμην χαλεπὸν τὸ διδάξαι
τὰ βέλτισθ᾽ ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες | ὑπάρχειν 191
ἐγνωκότες μοι δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν
ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ᾽ ἴσον τοῦ
2 πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι. ἔστι μὲν οὖν ἓν
ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς
διὰ τὴν αὐτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι, νῦν
ἐν ὑμῖν μόνοις τῆς αὐτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας.
ἄξιον δ᾽ ἡσθῆναι τῷ παρόντι καιρῷ· συμβήσεται γάρ,
ἐὰν ἃ χρὴ βουλεύσησθ᾽ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων
τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης
3 καλῆς ἀπολύσασθαι. ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν
αὐτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι, καὶ διὰ
ταῦτα συνέστησαν ἐφ᾽ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον·
φανήσεται δ᾽ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας
Μαύσωλος, φίλος εἶναι φάσκων Ῥοδίων, τὴν ἐλευθερίαν
αὐτῶν ἀφῃρημένος, οἱ δ᾽ ἀποδείξαντες ἑαυτοὺς
συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ
4 βεβοηθηκότες, ὑμεῖς δ᾽, οὓς ἐφοβοῦντο, μόνοι τῶν πάντων
τῆς σωτηρίας αὐτοῖς αἴτιοι. ἐκ δὲ τοῦ ταῦθ᾽ ὑφ᾽
ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς

1 τὸ om. FY 2 ἁπλῶς εἰπεῖν A prooem. XXVII (positio usitata cf. XX 124. XI 2) | πάντες prooem. 3 ἐγνωκότες ὑπάρχειν FAY | ἔμοιγε prooem. | πράττειν πεῖσαι FY 4 τότε ἴσον S prooem.: τοσοῦτον γρ. S^dFY τότε τοσοῦτον A | τοῦ om. Y^1 5 ὅσον FY | ἓν SFY: ἐξ A om. prooem. 6 νομίζω δεῖν A | τὸ] om. S^1 prooem. δρῶντας A | τοὺς SFY: τούτους A prooem. 7 ὑμῖν μὲν … νῦν δ᾽ A 8 ἐν ἡμῖν S 9 ὑμῖν post γάρ add. FAY prooem. 10 ὑπὲρ γρ. S^dY prooem: περὶ SA γρ. Y^2 $\overset{\text{περὶ}}{\text{ὑπερ}}$ F | αὐτοῦ SAY: αυτων γρ. S^d $\overset{\text{ῶν}}{\text{αὐτοῦ}}$ F | τὰς om. S^1 add. S^d 14 τουτονὶ τὸν τελευταῖον A | τοῦτο Y 17 αὐτῶν S: αὐτοὺς FA αὑτοὺς Y 18 ἀτυχήσασιν FAY 20sq. ὑπὸ πάντων FAY 21 ποιήσεται S^1

πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας,
ἐὰν ὑμῖν ὦσιν φίλοι, οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτ' ἀγαθόν,
ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας.

Θαυμάζω δ' ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων 5
τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας, ὑπὲρ
δὲ τοῦ Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον.
καίτοι τοὺς μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασιν, τοὺς δ'
192 ἐν τῇ ἀρχῇ | τῇ 'κείνου μεμερισμένους. οἶμαι δ' ὑμῶν 6
μνημονεύειν ἐνίους, ὅτι ἡνίκ' ἐβουλεύεσθ' ὑπὲρ τῶν
βασιλικῶν, παρελθὼν πρῶτος ἐγὼ παρῄνεσα, οἶμαι δὲ
μόνος ἢ δεύτερος εἰπεῖν, ὅτι μοι σωφρονεῖν ἂν δοκεῖτε,
εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ τὴν πρὸς ἐκεῖνον
ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε μὲν πρὸς τοὺς XIV 11. 41
ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον, ἐὰν ὑμᾶς
ἀδικεῖν ἐπιχειρῇ. καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦθ', ὑμῖν δ'
οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκεν ταῦτα.
ἀκόλουθος τοίνυν ὁ νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι. 7
ἐγὼ γάρ, εἰ βασιλεὺς παρ' αὐτὸν ὄντα με σύμβουλον
ποιοῖτο, ταὔτ' ἂν αὐτῷ παραινέσαιμ' ἅπερ ὑμῖν, ὑπὲρ μὲν
τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων,
ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδ' ἀντιποιεῖσθαι
τὴν ἀρχήν. εἰ μὲν οὖν ὅλως ἐγνώκατ' ὦ ἄνδρες Ἀθηναῖοι, 8

---

1 σύμβουλον Y^1 2 ἐὰν] ἂν A | ἂν ὑμῖν οὐδὲν A 4 ὅτι] ὅταν Gebauer; fortasse ὅτι deleto ὁρῶν scribendum est 6 τὸν αὐτὸν $\overset{\text{ὑπὲρ}}{\text{ἄνδρα}}$ τοῦτον FAY 7 ἅπαντας F 9 ὑπὲρ SA: περὶ F περὶ Y 10 ἐγῷ πρῶτος A 11 μόνος S: καὶ μόνος FAY | δοκεῖτε SY^1: δοκοῖτε FAY corr. 13 ποιοῖσθε FY: ποιεῖσθε SA 14 ἀμύνοισθε FAY: ἀμύνεσθε S | ἂν A 15 ἐπιχειρῆι ἀδικεῖν A^1 corr. ead. | ταῦτα εἶπον FY 17 ὁ νῦν om. FY 18 εἰ om. Y^1 19 ταὔτ' Baiter: ταῦτ' SFAY 20 ἐναντιοῦται A 21 ὧν om. Y^1 | προσήκειν Y corr.

ὅσων ἂν βασιλεὺς ἐγκρατὴς γένηται φθάσας ἢ παρακρου-
σάμενός τινας τῶν ἐν ταῖς πόλεσιν, παραχωρεῖν, οὐ καλῶς
ἐγνώκατε, ὡς ἐγὼ κρίνω· εἰ δ' ὑπὲρ τῶν δικαίων καὶ πο-
λεμεῖν, ἂν τούτου δέῃ, καὶ πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι,
πρῶτον μὲν ὑμῖν ἧττον δεήσει τούτων, ὅσῳ ἂν μᾶλλον
ἐγνωκότες ἦτε ταῦτα, ἔπειθ' ἃ προσήκει φρονεῖν δόξετε.

9 Ὅτι δ' οὐδὲν καινὸν οὔτ' ἐγὼ λέγω νῦν κελεύων Ῥο-
δίους ἐλευθεροῦν, οὔθ' ὑμεῖς, ἂν πεισθῆτε, ποιήσετε,
τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω.
ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτ' ὦ ἄνδρες Ἀθηναῖοι
βοηθήσοντ' Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψη|φίσματι 193
„μὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα“. ἰδὼν δ'
ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα τοῦ
βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος,
ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, τῷ μὲν
ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοη-
10 θήσας ἠλευθέρωσεν· καὶ μέχρι τῆς τήμερον ἡμέρας οὐ
γέγονεν πόλεμος διὰ ταῦθ' ὑμῖν. οὐ γὰρ ὁμοίως οὐδεὶς
ὑπέρ τε τοῦ πλεονεκτεῖν πολεμήσειεν ἂν καὶ τῶν ἑαυτοῦ,
cf. I 9 ἀλλ' ὑπὲρ μὲν ὧν ἐλαττοῦνται μέχρι τοῦ δυνατοῦ πάντες

---

1 ἢ SA: καὶ FY 2 πόλεσιν F^{1}Y: πόλεσι SF corr. A 3 ὑπέρ γε FAY 4 ὁτιοῦν SAY corr.: ὁτιοῦν ἂν F ὅτι ἂν οὖν Y^1 | οἴεσθαι S 5 τούτ$\overset{ων}{οῦ}$ F τούτου Y 6 προσήκει om. A 7 καινὸν οὔτ' SFY: οὔτ' ἐκεῖνον ἀδικεῖν A 8 ἂν SFY^1: εἰ AY corr. | πεισθῆτε S^1: πεισθῆτέ μοι S corr. A πεισθείητέ μοι FY 9 συνενηχότων A συνενεγκόντων γρ. F 11 post Ἀριοβαρζάνῃ add. φανερως αφεστωτα του βασιλεως S ex v. 13 12 τὸν om. FY | ειδων S^1 | post ἰδὼν eras. δε F 13 μὲν om. A | αριοβαρζανη S | τοῦ om. hic S 14 κυπροθέσμιδος S^1 16 μὴ om. A | βοηθήσας SA: πολεμήσας FY 18 γέγονεν Blass: γέγονε SFAY 19 ὑπὲρ τῶν ἑαυτοῦ FY 20 μὲν om. F^1 add. mg. | ὧν] τῶν ut vid. S^1 ἂν ἐλαττῶνται Stob. flor. LIV 33 | μέχρι in fin. et initio fol. iteratum in A, prius erasum

πολεμοῦσιν, ὑπὲρ δὲ τοῦ πλεονεκτεῖν οὐχ οὕτως, ἀλλ'
ἐφίενται μέν, ἐάν τις ἐᾷ, ἐὰν δὲ κωλυθῶσιν, οὐδὲν ἠδικηκέναι
τοὺς ἐναντιωθέντας αὐτοῖς ἡγοῦνται.

Ὅτι δ' οὐδ' ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ 11
νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων,
μίκρ' ἀκούσαντες σκοπεῖτ' εἴτ' ὀρθῶς· λογίζομαι ταῦτ'
εἴτε μή. ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθ'
ὡς ὥρμηκεν βασιλέως, σφόδρ' ἂν Ἀρτεμισίαν πειραθῆναι
περιποιῆσαι Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ
τῷ βούλεσθαι πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην
εὐεργεσίαν καταθέσθαι πρὸς αὐτόν, ἵν' ὡς οἰκειότατ'
αὐτὴν ἀποδέχηται· πράττοντος δ' ὡς λέγεται, καὶ διημαρτηκότος 12
οἷς ἐπεχείρησεν, ἡγεῖσθαι τὴν νῆσον ταύτην,
ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν ἂν εἶναι βασιλεῖ χρησίμην
ἐν τῷ παρόντι, τῆς δ' αὐτῆς ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ
μηδ' ὁτιοῦν παρακινεῖν. ὥστε μοι δοκεῖ μᾶλλον ἂν ὑμᾶς
ἔχειν, μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ 'κεῖνον λαβεῖν
194 *βού|λεσθαι. οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν αὐτήν, ἂν δ' ἄρα*
τοῦτο ποιῇ, φαύλως καὶ κακῶς. ἐπεὶ καὶ βασιλέα γε, ὅ τι 13
μὲν ποιήσει μὰ Δί' οὐκ ἂν εἴποιμ' ἔγωγ' ὡς οἶδα, ὅτι
μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι πότερ'
ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτ' ἂν
ἰσχυρισαίμην· οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν

---

1 *πολεμήσουσιν* A 3 *αὐτοῖς* om. FY 4 *ἂν* om. FY^1 6 *ὀρθῶς ἐγὼ* FY 7 *εἴτε καὶ μή* FY 8 *ὡς* SFY^1: *ὅσ'* AY^3 mg. | *βασιλέως*] *βασιλευς ὡς* S | *αρτεμισειαν* S^1 9 *οὐ τῇ*] *οὐχὶ* Tournier | *ἀλλὰ τῷ*] *αμα του* S^1 11 sq. *οικειοτατα ταυτην* S 12 *ἀποδέχοιτο* FY 13 *οἷς*] *οἳ* S *ὅσ'* Tournier 14 *ἂν* om. FY 16 *ὥστ' ἐμοὶ* A 19 *φαύλω* F^1 | *γε* om. FY 20 *ποτε* post *μὲν* add. FY 22 *αντιποιησετε* S *ἀντιποιεῖται* Blass | *τοῦτ'* S: *ταͦῦτα* F *ταῦτ'* AY 23 *ὅταν* S: *ἂν* FAY

ἀντιποιῆται, μόνον, ἀλλ' ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων
Ἑλλήνων.

14 Οὐ μὴν οὐδ' ἂν εἰ δι' αὐτῶν εἶχον τὴν πόλιν οἱ νῦν
ὄντες ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσ' ἂν ὑμῖν τούτους ἑλέσθαι,
οὐδ' εἰ πάνθ' ὑπισχνοῦνθ' ὑμῖν ποιήσειν. ὁρῶ
γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσιν τὸν δῆμον,
προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτ'
ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις
πιστῶς κεχρημένους οὐδ' ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι
15 συμμάχους. καὶ ταῦτ' οὐδεπώποτ' εἶπον ἄν, εἰ
τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν· οὔτε γὰρ
προξενῶ τῶν ἀνδρῶν οὔτ' ἰδίᾳ ξένος αὐτῶν οὐδείς ἐστί
μοι. οὐ μὴν οὐδ' εἰ ταῦτ' ἀμφότερ' ἦν, εἰ μὴ συμφέρειν
ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίοις γ', εἰ οἷόν τε τοῦτ'
εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω
τῶν γεγενημένων. τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερ' ὑμῖν
φθονήσαντες τὴν ἑαυτῶν ἐλευθερίαν ἀπολωλέκασιν, καὶ
παρὸν αὐτοῖς Ἕλλησι καὶ βελτίοσιν αὐτῶν [ὑμῖν] ἐξ ἴσου
συμμαχεῖν, βαρβάροις καὶ δούλοις, οὓς εἰς τὰς ἀκροπόλεις
16 παρεῖνται, δουλεύουσιν. ὀλίγου δὲ δέω λέγειν, ἐὰν
αὐ|τοῖς ὑμεῖς ἐθελήσητε βοηθῆσαι, ὡς καὶ συνενήνοχε 195

---

1 αντιποιειτε S | ὑμῶν AY | πάντων τῶν FAY 3 ἂν om. A^1 add. A^2 4 παρῄνεσ' ἂν] παρήινεσαν A 5 ἡμῖν Y | ποιήσειν ὑμῖν A 8 ἔπραξ$\overset{\text{αν}}{\text{εν}}$ F 9 γεγενῆσθαι βεβαίους ἡγοῦμαι A 10 οὐδέποτ' FY^1 12 προξενῶν F corr. Y^1 | ἰδι$\overset{\text{ο}}{\text{αι}}$ξενος F (voluit ἰδιόξενος quo verbo Dion. Arch. I 84, 3 al. utitur) ἰδιοξένως ut vid. Y^1 | οὐδεὶς αὐτῶν A 13 οὐδ'] ειδ A^1 corr. ead. 14 ἡμῖν S^1 ὑμῶν Y^1 | ἐπὶ S^1 | εἰ om. A 15 αὐτῶν ante συναγορεύοντι deleto τῷ Tournier 16 τοῦ κομίσασθαι γὰρ S: ὅτι τοῦ κομίσασθαι FAY | ὑμῖν τὰ ὑμέτερ' αὐτῶν A 17 αὐτῶν FAY | τε καὶ A 18 αὐτῶν Tournier: αὐτῶν ὑμῖν SA ὑμῖν αὐτῶν FY 19 οὓς] τους S 20 δὲ om. S 20 sq. ἂν ὑμεῖς αὐτοῖς FY

ταῦτ' αὐτοῖς· εὖ μὲν γὰρ πράττοντες οὐκ οἶδ' εἴ ποτ' ἂν εὖ φρονῆσαι ἠθέλησαν, ὄντες Ῥόδιοι, ἔργῳ δὲ πειραθέντες καὶ διδαχθέντες ὅτι πολλῶν κακῶν ἡ ἄνοι' αἰτία τοῖς πολλοῖς γίγνεται, τάχ' ἄν, εἰ τύχοιεν, σωφρονέστεροι πρὸς τὸν λοιπὸν τοῦ χρόνου γένοιντο. τοῦτο δ' οὐ μικρὰν ὠφέλειαν αὐτοῖς ἡγοῦμαι. φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρας καὶ μὴ μνησικακεῖν, ἐνθυμουμένους ὅτι πολλὰ καὶ ὑμεῖς ὑπὸ τῶν ἐπιβουλευσάντων ἐξηπάτησθε, ὧν οὐδενὸς αὐτοὶ δοῦναι δίκην δίκαιον ἂν εἶναι φήσαιτε.

Prooem. XXIV 4

Ὁρᾶτε δὲ κἀκεῖν' ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πολλοὺς 17
ὑμεῖς πολέμους πεπολεμήκατε καὶ πρὸς δημοκρατίας καὶ
πρὸς ὀλιγαρχίας. καὶ τοῦτο μὲν ἴστε καὶ αὐτοί· ἀλλ' ὑπὲρ
ὧν πρὸς ἑκατέρους ἔσθ' ὑμῖν ὁ πόλεμος, τοῦτ' ἴσως ὑμῶν
οὐδεὶς λογίζεται. ὑπὲρ τίνων οὖν ἐστίν; πρὸς μὲν τοὺς
δήμους ἢ περὶ τῶν ἰδίων ἐγκλημάτων, οὐ δυνηθέντων
δημοσίᾳ διαλύσασθαι ταῦτα, ἢ περὶ γῆς μέρους ἢ ὅρων
ἢ φιλονικίας ἢ τῆς ἡγεμονίας, πρὸς δὲ τὰς ὀλιγαρχίας
ὑπὲρ μὲν τούτων οὐδενός, ὑπὲρ δὲ τῆς πολιτείας καὶ τῆς
ἐλευθερίας· ὥστ' ἔγωγ' οὐκ ἂν ὀκνήσαιμ' εἰπεῖν μᾶλλον 18
ἡγεῖσθαι συμφέρειν δημοκρατουμένους τοὺς Ἕλληνας
ἅπαντας πολεμεῖν ὑμῖν ἢ ὀλιγαρχουμένους φίλους εἶναι.

---

2 ἂν om. FY^1 | ἠθέλησαν εὖ φρονῆσαι Tournier 4 πολλοῖς αἰτία FY 5 τὸν SF^{1}A: τὸ F corr. Y | τοῦ om. S^1 add. ead. (?) mg. 6 οὐ] οὐχὶ A γρ. Y^3 | μικρὰν ὠφέλειαν αὐτοῖς SA γρ. Y^3: μικρὸν αὐτοῖς ὠφέλημα FY^1 | δὴ] δεῖ A^1 corr. ead. 8 ὑπὸ] ἐπὶ S | βουλευσάντων Y 9 δίκην δοῦναι FY 10 ει ανεῖναι S^1 | φήσετε SFA 12 ὑμεῖς πολέμους πεπολ. S: ὑμεῖς πεπολ. πολέμους FY πολέμους ὑμεῖς πεπολ. A 13 μὲν ἴστε SAY corr.: ἴστε μὲν F ἴστε Y^1 14 ὑμῶν] ὑμῖν F^1 18 φιλονικίας Blass: φιλονεικίας SAY^3 mg. φιλοτιμίας FY^1 | ἡγεμονείας A^1 19 δὲ om. S^1 22 ὑμῖν O: ἡμῖν SFAY

πρὸς μὲν γὰρ ἐλευθέρους ὄντας οὐ χαλεπῶς ἂν εἰρήνην
ὑμᾶς ποιήσασθαι νομίζω, ὁπότε βουληθείητε, πρὸς δ'
ὀλιγαρχουμένους οὐδὲ τὴν φιλίαν ἀσφαλῆ νομίζω· οὐ γὰρ
ἔσθ' ὅπως ὀλίγοι πολλοῖς καὶ ζητοῦντες ἄρχειν τοῖς μετ'
ἰσηγορίας ζῆν ᾑρημένοις εὖνοι γένοιντ' ἄν.

19 Θαυμάζω δ' εἰ | μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων 196
καὶ Μυτιληναίων, καὶ νυνὶ Ῥοδίων καὶ πάντων
ἀνθρώπων ὀλίγου δέω λέγειν εἰς ταύτην τὴν δουλείαν
ὑπαγομένων συγκινδυνεύειν τὴν παρ' ἡμῖν πολιτείαν,
μηδὲ λογίζεται τοῦθ' ὅτι οὐκ ἔστιν ὅπως, εἰ δι' ὀλιγαρχίας
ἅπαντα συστήσεται, τὸν παρ' ὑμῖν δῆμον ἐάσουσιν.
ἴσασιν γὰρ οὐδένας ἄλλους πάλιν εἰς ἐλευθερίαν τὰ πράγματ'
ἂν ἐξάγοντας· ὅθεν δὴ κακὸν αὐτοῖς ἄν τι γενέσθαι
20 προσδοκῶσιν, τοῦτ' ἀνελεῖν βουλήσονται. τοὺς μὲν οὖν
ἄλλους τοὺς ἀδικοῦντάς τινας αὐτῶν τῶν κακῶς πεπονθότων
ἐχθροὺς ἡγεῖσθαι χρή· τοὺς δὲ τὰς πολιτείας
καταλύοντας καὶ μεθιστάντας εἰς ὀλιγαρχίαν κοινοὺς
ἐχθροὺς παραινῶ νομίζειν ἁπάντων τῶν ἐλευθερίας
21 ἐπιθυμούντων. ἔπειτα δίκαιον ὦ ἄνδρες Ἀθηναῖοι δημοκρατουμένους
αὐτοὺς τοιαῦτα φρονοῦντας φαίνεσθαι
περὶ τῶν ἀτυχούντων δήμων, οἷάπερ ἂν τοὺς ἄλλους

1sq. ὑμᾶς εἰρήνην FY 2 βούλησθε F^1 corr. rec. | πρὸς δὲ τοὺς FY 4 τοῖς πολλοῖς G. H. Schaefer 5 γένοιτ' Y^1 9 συνκινδυνεύειν S^1 cf. ad XIV 18 | τι ante τὴν add. S corr. FAY | ἡμ$\overset{ι}{\text{ῶ}}$ν F ὑμῶν A 10 λογίζετε S^1 λογίζεσθε S corr. | ὀλιγαρχι$\overset{\text{ας}}{\text{ῶν}}$ F ὀλιγαρχιῶν AY 12 ἄλλος Y^1 | ἐλευθερίαν] inter υ et θ ras. 5-6 litt. F 13 ἂν FY: om. SA post ἄλλους vel ἐλευθερίαν ponit Butcher | ἐξάγοντας S: ἐξαγαγόντας A ἐπανάξοντας F ἐπάξοντας Y 14 τοῦτ' SA: τούτους FY | τοὺς] τούτους (?) Y^1 15 ἄλλους τοὺς FAY: ἄλλους S 16 χρή om. S^1 18 πάντων FY 19 καὶ δίκαιον FAY 21 οἷάπερ ἂν SA: οἷα FY ἀξιώσαιτε φρονεῖν περὶ ὑμῶν, εἴ ποθ', ὃ μὴ γένοιτο, τοιοῦτό τι συμβαίη. καὶ γὰρ εἰ δίκαιά τις φήσει Ῥοδίους πεπονθέναι, οὐκ ἐπιτήδειος ὁ καιρὸς ἐφησθῆναι· δεῖ γὰρ τοὺς εὐτυχοῦντας περὶ τῶν ἀτυχούντων ἀεὶ φαίνεσθαι τὰ βέλτιστα βουλευομένους, ἐπειδήπερ ἄδηλον τὸ μέλλον ἅπασιν ἀνθρώποις.

Ἀκούω δ' ἐγὼ πολλάκις ἐνταυθὶ παρ' ὑμῖν τινῶν λε- 22
γόντων ὡς, ὅτ' ἠτύχησεν ὁ δῆμος ἡμῶν, συνεβουλήθησάν
τινες αὐτὸν σωθῆναι· ὧν ἐγὼ μόνων Ἀργείων ἐν τῷ
παρόντι μνησθήσομαι βραχύ τι. οὐ γὰρ ἂν ὑμᾶς βουλοί-
μην, δόξαν ἔχοντας τοῦ σῴζειν τοὺς ἀτυχοῦντας ἀεί, |
197 χείρους Ἀργείων ἐν ταύτῃ τῇ πράξει φανῆναι, οἳ χώραν
ὅμορον τῇ Λακεδαιμονίων οἰκοῦντες, ὁρῶντες ἐκείνους
γῆς καὶ θαλάττης ἄρχοντας, οὐκ ἀπώκνησαν οὐδ' ἐφο-
βήθησαν εὐνοϊκῶς ὑμῖν ἔχοντες φανῆναι, ἀλλὰ καὶ πρέ-
σβεις ἐλθόντας ἐκ Λακεδαίμονος, ὥς φασιν, ἐξαιτήσοντάς
τινας τῶν φυγάδων τῶν ὑμετέρων ἐψηφίσαντο, ἐὰν μὴ
πρὸ ἡλίου δύντος ἀπαλλάττωνται, πολεμίους κρινεῖν.
εἶτ' οὐκ αἰσχρὸν ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων 23
πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκεί-
νοις τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δ' ὄντες Ἀθη-

---

1 ἀξιώσαιτε Lambinus: ἀξιώσετε SFAY 2 τοιοῦτό τι del. Dobree, cf. prooem. XXII 2 2 sq. εἰ ... οὐκ ἐπιτήδειος SFY: οὐδ' εἰ ... ἐπιτήδειος A 2 φήσει S: ἂν φήσειε FAY 5 βουλευομένους (βουλομένους AY corr.) τὰ βέλτιστα FAY | ἐπείπερ Y 7 ἔγωγε FAY | ἐνταυθοῖ FY corr. | ὑμῶν A 8 ὅτε S corr. FAY: ὅτι S^1 | ὁ δῆμος SA: ἡ πόλις FY | συνεβουλήθησάν Dobree: συνεβουλεύθησάν SFAY 9 αὐτὸν SA: αὐτ$\overset{ο}{ῆ}$ν F αὐτὴν Y 11 ἀτυχοῦντας SA: ἀτυχήσαντας FY | αἰεὶ Y 13 τὴν λακεδαιμ. F 14 ἄρχοντας SFY: κρατοῦντας A 18 δύντος SF^1 γρ. Y^3: δύνοντος F corr. pr. m AY^1 | κρινεῖν Y^3 mg.: κρίνειν SFAY^1 21 ἡμεῖς A

ναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβή-
σεσθε; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις
ἥττηνται [ὑπὸ] Λακεδαιμονίων, ὑμεῖς δὲ νενικήκατε μὲν
πολλάκις βασιλέα, ἥττησθε δ' οὐδ' ἅπαξ οὔτε τῶν δού-
λων τῶν βασιλέως οὔτ' αὐτοῦ ἐκείνου· εἰ γάρ τί που
κεκράτηκε τῆς πόλεως βασιλεύς, ἢ τοὺς πονηροτάτους
τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρήμασι πείσας ἢ
24 οὐδαμῶς ἄλλως κεκράτηκε. καὶ οὐδὲ τοῦτ' αὐτῷ συνενή-
νοχεν, ἀλλ' ἅμ' εὑρήσετ' αὐτὸν τήν τε πόλιν διὰ Λακε-
δαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ βασι-
λείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον. οὔτ'
οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτ' ἐπιβουλεῦσαι συνενή-
νοχεν αὐτῷ. ὁρῶ δ' ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρ'
οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δ' ὡς
ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους. εἰ δὲ
τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δ' ὡς φοβερῷ
πάνθ' ὑπείξομεν, πρὸς τίνας | ὦ ἄνδρες Ἀθηναῖοι παρα- 198
ταξόμεθα;

25 Εἰσὶ δέ τινες ὦ ἄνδρες Ἀθηναῖοι παρ' ὑμῖν δεινότα-
τοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς

---

1 φοβήσεσθε F: φοβήσεσθαι S φοβηθήσεσθε AY 2 ἂν ἔχοιεν Y 2 ὑπὸ del. Benseler 4 ἥττησθε] alterum τ s. v. alterum in ras. F (ἥγησθε?) | οὐδὲ] ante ου 2 litt. eras. Y | οὔτε τῶν FY Bekk. Anecd. 147, 2: ὑπὸ τῶν S οὐθ' ὑπὸ τῶν A | δούλων τῶν AY: δούλων τοῦ S δούλων $\overset{ων}{\text{τοῦ}}$ F 5 οὔτ' SFY: οὐθ' ὑπὸ A 6 καὶ κεκράτηκε FA 8 τοῦτ' SFY: ταῦτ' A 9 ἀλλ' ἅμα AY corr.: ἀλλα μην SY^{1} ut vid. αλλα μὴν τ̣ε̣ F | αὐτὸν] αὑτοῦ A^{1} corr. A^{4} | διὰ SF^{1} (punctis del.) Y corr.: τὴν A om. Y^{1} 12 ἐκ τοῦ FY | ἐπιβουλεῦσαι] αι in ras. S | συνενηχε F^{1} 15 δὲ] δὴ A 16 ἀμυνόμεθα A cf. [Dion. H.] Ars 354 19 δὲ] δὴ Y | ὦ ἄνδ. ἀθ. in ras. 2 litt. Y^{2} | $\overset{υ}{\text{ἡ}}$μῖν F ἡμῖν Y 20 τὰ om. S

παραινέσαιμ' ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς
τοὺς ἄλλους ζητεῖν τὰ δίκαια λέγειν, ἵν' αὐτοὶ τὰ προσήκοντα
πρῶτοι φαίνωνται ποιοῦντες· ὡς ἔστ' ἄτοπον
περὶ τῶν δικαίων ὑμᾶς διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα·
οὐ γάρ ἐστι δίκαιον ὄντα πολίτην τοὺς καθ' ὑμῶν
λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ ὑμῶν ἐσκέφθαι. φέρε γὰρ 26
πρὸς θεῶν σκοπεῖτε, τί δήποτ' ἐν Βυζαντίῳ οὐδεὶς ἔσθ'
ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν Χαλκηδόνα, ἣ
βασιλέως μέν ἐστιν, εἴχετε δ' αὐτὴν ὑμεῖς, ἐκείνοις δ'
οὐδαμόθεν προσῆκεν· μηδὲ Σηλυμβρίαν, πόλιν ὑμετέραν
ποτὲ σύμμαχον οὖσαν, ὡς αὐτοὺς συντελῆ ποιεῖν καὶ
Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους
καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι
γέγραπται; οὐδὲ Μαύσωλον ζῶντα, οὐδὲ τελευτήσαντος 27
ἐκείνου τὴν Ἀρτεμισίαν οὐδεὶς ἔσθ' ὁ διδάξων μὴ καταλαμβάνειν
Κῶν καὶ Ῥόδον καὶ ἄλλας ἑτέρας πόλεις Ἑλληνίδας,
ὧν βασιλεὺς ὁ 'κείνων δεσπότης ἐν ταῖς συνθήκαις
ἀπέστη τοῖς Ἕλλησι, καὶ περὶ ὧν πολλοὺς κινδύνους καὶ
καλοὺς ἀγῶνας οἱ κατ' ἐκείνους τοὺς χρόνους Ἕλληνες
ἐποιήσαντο. εἰ δ' ἄρα καὶ λέγει τις ἀμφοτέροις αὐτοῖς,

---

1 ἡμῶν F 3 φαίνονται Y^1 | ἔστ'] ἐστι S^1 ν add. rec. ἔστιν FAY 4 αὐτοὺς . . . ποιοῦντας AY corr. 6 λόγους] γ in ras. 2–3 litt. F 7 τῶν θεῶν Y | σκοπεῖτε suspectat Gebauer | δηποθ S 8 διδάσκων FY^1 9 ὑμεῖς αὐτὴν FY 10 προσήκει FAY | σηλυμβραν S | ὑμετέραν] ὑστέραν A^1 corr. A^2 11 οὖσαν σύμμαχον A | αὐτοὺς] αυτους S αὐτοὺς FY αυτὸς A | ποιεῖν] ει in ras. F 12 Βυζαντίων Dobree: βυζαντίους SF s. v. βυζάντιον F^{1}AY | τούτων AY: τούτου S τούτ$\overset{ου}{ῶν}$ F 13 τὰς πόλεις om. FY^1 14 μαύσωλον ζῶντα SAY corr.: μαυσώλ$\overset{ου}{ον}$ ζῶντ$\overset{α}{ο}$ς F μαυσώλου ζῶντος Y^1 16 κῶ FY^1 | πόλεις ἑτέρας FY ἑτέρας del. Cobet 17 καὶ βασιλεὺς FAY 18 κινδύνους del. Cobet 20 ἀμφοτέροις αὐτοῖς secl. Weil

28 ἀλλ' οἵ γε πεισόμενοι τούτοις, ὡς ἔοικεν, οὐκ εἰσίν. ἐγὼ δὲ δίκαιον μὲν εἶναι νομίζω κατάγειν τὸν Ῥοδίων δῆμον· οὐ μὴν ἀλλὰ καὶ εἰ μὴ δίκαιον ἦν, ὅταν εἰς ἃ ποιοῦσιν οὗτοι βλέψω, προσήκειν οἶμαι παραινεῖν | κατάγειν. διὰ 199 τί; ὅτι πάντων μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ δίκαια ποιεῖν ὡρμηκότων αἰσχρὸν ἡμᾶς μόνους μὴ 'θέλειν, ἁπάντων δὲ τῶν ἄλλων ὅπως ἀδικεῖν δυνήσονται παρασκευαζομένων μόνους ἡμᾶς τὰ δίκαια προτείνεσθαι, μηδενὸς ἀντιλαμβανομένους, οὐ δικαιοσύνην ἀλλ' ἀνανδρίαν ἡγοῦμαι· ὁρῶ γὰρ ἅπαντας πρὸς τὴν παροῦσαν δύναμιν 29 τῶν δικαίων ἀξιουμένους. καὶ παράδειγμα λέγειν ἔχω τούτου πᾶσιν ὑμῖν γνώριμον. εἰσὶ συνθῆκαι τοῖς Ἕλλησι διτταὶ πρὸς βασιλέα, ἃς ἐποιήσαθ' ἡ πόλις ἡ ἡμετέρα, ἃς ἅπαντες ἐγκωμιάζουσι, καὶ μετὰ ταῦθ' ὕστερον Λακεδαιμόνιοι, ταύτας ὧν δὴ κατηγοροῦσι· κἂν ταύταις οὐχὶ ταὐτὰ δίκαι' ἀμφοτέραις ὥρισται. τῶν μὲν γὰρ ἰδίων δικαίων τῶν ἐν ταῖς πολιτείαις οἱ νόμοι κοινὴν τὴν μετουσίαν ἔδοσαν καὶ ἴσην καὶ τοῖς ἀσθενέσι καὶ τοῖς ἰσχυροῖς· τῶν δ' Ἑλληνικῶν δικαίων οἱ κρατοῦντες ὁρισταὶ τοῖς ἥττοσι γίγνονται.

30 Ἐπειδὴ τοίνυν ὑμῖν ἐγνωκέναι τὰ δίκαια ποιεῖν ὑπάρχει, ὅπως καὶ πρᾶξαι ταῦτ' ἐφ' ὑμῖν ἔσται δεῖ σκοπεῖν. ἔσται δὲ ταῦτ', ἐὰν ὑποληφθῆτε κοινοὶ προστάται τῆς

---

4 παραινεῖν SA: παραινέσαι FY 8 προτινεσθαι S 9 ἀντιλαμβανομένους] σ puncto notatum S | ἀνανδρίαν F corr. Y: ανδρειαν S^1 ανανδρειαν S corr. F^1A 11 καὶ ante τῶν add. S corr. FY 11sq. τούτου λέγειν ἔχω FY 13 διτταὶ πρὸς βασιλέα SFY: πρὸς βασιλέα διτταὶ A διτταὶ del. Ald. Tayl. Blass 16 ταῦτα A | ἀμφοτέραις SA: ἀμφοτέροις FY 18 ἰσχυροῖς] ἀγαθοῖς A 20 ἥττω Y^1 21 ποιεῖν SA: καὶ ποιεῖν FY del. H. Wolf cf. IV 13 | υπαρχειν S 23 ἔσται δὲ FAY: ἐστι δε S | προστάται τῆς] προστατης ut vid. S^1 corr. m. ant.

*πάντων ἐλευθερίας εἶναι. εἰκότως δέ μοι δοκεῖ χαλεπώ-
τατον ὑμῖν εἶναι πρᾶξαι τὰ δέοντα. τοῖς μὲν γὰρ ἄλλοις
ἅπασιν ἀνθρώποις εἷς ἀγών ἐστιν ὁ πρὸς τοὺς προδή-
λους ἐχθρούς, ὧν ἂν κρατήσωσιν, οὐδὲν ἐμποδὼν αὐτοῖς
κυρίοις τῶν ἀγαθῶν εἶναι· ὑμῖν δ' ὦ ἄνδρες Ἀθηναῖοι* 31
*δύο, οὗτός θ' ὁ καὶ τοῖς ἄλλοις καὶ πρόσεσθ' ἕτερος
τούτου πρότερος καὶ μείζων· δεῖ γὰρ ὑμᾶς βουλευομέ-*
200 *νους κρατῆσαι τῶν τἀναντία τῇ πόλει παρ' ὑμῖν | πράτ-
τειν προῃρημένων. ὅταν οὖν μηδὲν ᾖ διὰ τούτους ἀκο-
νιτὶ τῶν δεόντων γενέσθαι, πολλῶν διαμαρτάνειν ὑμᾶς
εἰκότως συμβαίνει. τοῦ μέντοι πολλοὺς ἀδεῶς ταύτην* 32
*τὴν τάξιν αἱρεῖσθαι τῆς πολιτείας, ἴσως μὲν αἱ παρὰ
τῶν μισθοδοτούντων αὐτοὺς ὠφέλειαι μάλιστ' αἴτιαι, οὐ
μὴν ἀλλὰ καὶ ὑμᾶς ἄν τις ἔχοι δικαίως αἰτιᾶσθαι. ἐχρῆν
γὰρ ὦ ἄνδρες Ἀθηναῖοι τὴν αὐτὴν ἔχειν διάνοιαν ὑμᾶς
περὶ τῆς ἐν τῇ πολιτείᾳ τάξεως ἥνπερ περὶ τῆς ἐν ταῖς
στρατείαις ἔχετε. τίς οὖν ἐστιν αὕτη; ὑμεῖς τὸν λιπόντα
τὴν ὑπὸ τοῦ στρατηγοῦ τάξιν ταχθεῖσαν ἄτιμον οἴεσθε
προσήκειν εἶναι καὶ μηδενὸς τῶν κοινῶν μετέχειν. χρῆν* 33
τοίνυν καὶ τοὺς τὴν ὑπὸ τῶν προγόνων τάξιν ἐν τῇ

---

1 *ἁπάντων* Y 4 *ἐὰν* FAY 5 *ἔσται κυρίοις εἶναι τῶν ἀγαθῶν* A 6 *ὁ* postea add. F mg. | *πρόσεσθ'* SFAY^{1}: *προσέθ'* Y^{3} mg. 8 *ἐναντία* Y 9 *ἡιρημένων* A | *μηδὲν ᾖ διὰ τούτους ἀκονιτὶ* (*ἀκονητι* SF^{1}, corr. F^{2}, *ἀκονιτεὶ* Blass cf. Berl. Phil. Woch. 1909, 253) SF: *μηδενὸς ἀκούητε* γρ. S^{d} γρ. FY *μηδενὸς ἀκούητέ τι* A 10 *γενέσθαι* SF: *γίγνεσθαι* γρ. S^{d} γρ. FAY 11 *εἰκότως ὑμῖν* Y | *τοῦ*] *τοὺς* A 13 *μισθοδοτούντων* SA: *μισθοδοτῶν* FY | *αὐτοῖς* FAY | *ὠφελίαι* Y^{1} | *αἴτιοι* A 14 *αἰτιάσασθαι* A 16 *τῇ* om. A 16 sq. *ταῖς στρατείαις* SA (*στρατιαῖς*): *τῆι στρατείαι τάξεως* FY 17 *λιπόντα* F^{1}, Dindorf: *λειπόντα* S *λείποντα* F^{2}AY 18 *οἴεσθαι* Y^{1} 19 *χρῆν* Weil (*ἐχρῆν* Cobet): *χρὴ* SFAY

πολιτείᾳ παραδεδομένην λιπόντας καὶ πολιτευομένους
ὀλιγαρχικῶς ἀτίμους τοῦ συμβουλεύειν ὑμῖν αὑτοῖς
ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων τοὺς τὸν αὐτὸν
ἐχθρὸν καὶ φίλον ὑμῖν ⟨νομιεῖν⟩ ὀμωμοκότας νομίζετ'
εὐνουστάτους, τῶν δὲ πολιτευομένων οὓς ἴστε σαφῶς
τοὺς τῆς πόλεως ἐχθροὺς ᾑρημένους, τούτους πιστοτάτους
ἡγεῖσθε.

34 *Ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς*
ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλ' ἀφ' ὁποίων
λόγων ἢ πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ
ὀρθῶς ἔχει, τοῦτ' ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ
παρόντος καιροῦ περὶ πάντων λέγειν· ἀλλ' ἐὰν ἃ προήρησθε
δυνηθῆτ' ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει,
35 *καὶ τἄλλ' ἂν ἴσως καθ' ἓν ἀεὶ βέλτιον ἔχοι. ἐγὼ μὲν*
οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων
τούτων ἐρρωμένως, καὶ | πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους 201
ὅτι χαίρετ' ἀκούοντες, ὅταν τις ἐπαινῇ
τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμέν' ἐκείνοις διεξίῃ
καὶ τὰ τρόπαια λέγῃ. νομίζετε τοίνυν ταῦτ' ἀναθεῖναι
τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητ' αὐτὰ θε-

---

1 *λιπόντας* Y^1: *λειποντας* S *λείποντας* FAY corr. 2 *αὑτοῖς*] *αὑτοὺς* A^1, corr. A^1 vel A^2 3 sq. *τοὺς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον* SAY corr.: *τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους* FY^1 4 *νομιεῖν* add. Cobet: *ἕξειν* post *ὀμωμοκότας* Wolf (cf. Dion. Ant. VI 6, 2), *ὑμῖν* in *κρινεῖν* mutat Blass sec. Aristid. I 662. 829; at *νομίζειν* est apud script. Atticos verbum sollemne | *νομίζετ'*] *νομίζειν* Voemel 6 *εχθρυς* S^1 7 *ἡγεῖσθαι* A^1 9 *ὑμῖν* FAY: *ὑμῶν* S 9 sq. *ἀπὸ ποίων λόγων ἢ ἀπὸ* A 10 *ποίας πράξεως* FAY 13 *δύνησθε* FAY 14 *ἂν* F in fin. v. mg. | *ἀεὶ* SAY corr.: *ἂν* FY^1 | *ἔχοι* S: *σχοίη* FAY 15 sq. *τούτων τῶν πραγμάτων* FY 17 *επαινεῖ* S 18 *διεξείῃ* S 19 *λεγει* S | *νομίζητε* S^1 | *ἀναθεῖναι*] *ει* in ras. F (*η*?) 20 *αὐτὰ* SAY: *ταῦτα* F

ωροῦντες μόνον, ἀλλ’ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.

1 *μόνον* om. S^1 add. ead. mg. | *μιμεισθε* S

In S F subscriptum
‘ΥΠΈΡ ΤΗ͂Σ (ΤΩ͂Ν add. F) ‘ΡΟΔΊΩΝ ’ΕΛΕΥΘΕΡΊΑΣ
Η̄ Η Η Δ̄ Δ̄ Δ̄ Δ̄ Π Ι Ῑ (numer. add. S^d)
add. S^d ⍋ (i. e. *διώρθωται*)

in AY
‘ΥΠΈΡ ΤΗ͂Σ (ΤΩ͂Ν add. A) ‘ΡΟΔΊΩΝ ’ΕΛΕΥΘΕΡΊΑΣ

27 X 14

XVI

ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ

ΥΠΟΘΕΣΙΣ

Ὅτε Λακεδαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστησαν, ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων τοῖς Θηβαίοις, Ἀθηναῖοι σύμμαχοι Λακεδαιμονίοις γενόμενοι διέσωσαν αὐτούς. ὕστερον δὲ Λακεδαιμόνιοι τῶν κινδύνων ἀπαλλαγέντες καὶ προϊόντες πάλιν εἰς δύναμιν ἐπὶ Μεγάλην πόλιν τῆς Ἀρκαδίας ἤρχοντο, καὶ τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβείας κοινωνεῖν αὐτοῖς τοῦ πολέμου. πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπολῖται πρέσβεις Ἀθήναζε παρακαλοῦντες ὑπὲρ αὐτῶν. ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περιορᾶν ἀναιρεθεῖσαν Μεγάλην πόλιν μηδ' εἰς ἰσχὺν προελθόντας Λακεδαιμονίους, συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα.

Prooem. VIII Ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν ὦ ἄνδρες Ἀθη- 202
ναῖοι καὶ οἱ τοῖς Ἀρκάσιν καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες· ὥσπερ γὰρ ἀφ' ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες πολῖται, πρὸς οὓς ἀμφότεροι πρεσβεύονται, κατηγοροῦσι καὶ διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο

ΠΕΡΙ ΜΕΓΑΠΟΛΙΤΩΝ Y 6 *ἔρχονται* Ioannes Sic. Rhet. VI 433 W. 9 *ἑαυτῶν* Y 10 *ορᾶν … μεγάλην* om. F | *ἀναιρεθεῖσαν* Ioannes Sic.: *αἱρεθεῖσαν* Y 16 *πολῖται* om. prooem. VIII del. Cobet | *πρεσβεύονται* FAY prooem.: *πρεσβεύουσι* S

μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων
λέγειν καὶ τὰ βέλτισθ' ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ
φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων. νῦν δ' 2
ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ
φωνῇ λέγειν Ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας,
τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι. ἐγὼ δ' ὁρῶ
μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· συνεξηπατημένων
γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων,
ἂν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κᾆθ' ὑμεῖς μὴ
περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται
δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλ' αἱρήσομαι μᾶλλον 3
αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρ' ἃ
βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι.
τὰ μὲν οὖν ἄλλ' ὕστερον, ἂν ὑμῖν βουλομένοις ᾖ,
δείξω· ἀπὸ δὲ τῶν ὁμολογουμένων ὑφ' ἁπάντων ἄρξομαι
ἃ κράτιστα νομίζω διδάσκειν.

Οὔκουν οὐδ' ἂν εἷς ἀντείποι, ὡς οὐ συμφέρει τῇ πόλει 4
208 *καὶ Λα|κεδαιμονίους ἀσθενεῖς εἶναι καὶ Θηβαίους τουτουσί.* XXIII 102
ἔστι τοίνυν ἔν τινι τοιούτῳ καιρῷ τὰ πράγματα
νῦν, εἴ τι δεῖ τοῖς εἰρημένοις πολλάκις παρ' ὑμῖν λόγοις

---

3 *νῦν δ' ἔγωγε* SFY: *καὶ τοίνυν* (voluit *καίτοι νῦν*) A   5 *Ἀττικιστί* prooem. Cobet: *ἀττικῶς* SFAY   6 *ὁρῶ*] *οἶδα* Cobet cum prooem.   7 post *μὲν* add. *ὦ ἄνδρες ἀθηναῖοι* A | *ἐστίν*] *εστ* in ras. S^1 | *συνεξηπατημένων* SFY et prooem.: *ἐξηπατημένων* A, Aristides IX 379 W.   8 *ταῦτα* A | *βουλομένων, τῶν δὲ ταυτί* FAY   9 *ἐὰν* FAY | *τὰ*] *τι* S | *ἐγχειρεῖ* SA | *κᾄτα* Bekker in prooem. (ibi *κατα* S): *καθ'* A^1 *καθὰ* Aristid. *καὶ* SFA^{2}Y | *μὴ* om. S, Tournier   10 *περιμένητε* S Aristid.: *περιμείνητε* FAY | *χαριειτε* S^1 12 *ἢ παρ'* SY Aristid.: *ἤπερ γρ.* S^{d}FA   14 *ἀκούσειν ἧι* A   15 *δείξω* S: *λέξω δἑίξῶ* F *λέξω γρ.* S^{d}AY et prooem. cf. *φράσω καὶ δείξω* IV 22 | *ἀπὸ τῶν δ'* Flagg *ἐκ δὲ τῶν* Cobet cum prooem   17 *οὔκουν* Cohn: *οὐκοῦν* SFAY   19 *καιρῶι τοιούτωι* Y   20 *νυνὶ* Y

τεκμήρασθαι, ὥστε Θηβαίους μὲν Ὀρχομενοῦ καὶ Θεσπιῶν
καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς ⟨ἂν⟩ γενέσθαι, Λακεδαιμονίους
δ᾽, εἰ ποιήσονται τὴν Ἀρκαδίαν ὑφ᾽ ἑαυτοῖς
καὶ Μεγάλην πόλιν ἀναιρήσουσιν, πάλιν ἰσχυροὺς
5 *γενήσεσθαι. σκεπτέον τοίνυν μὴ πρότερον τούσδε γενέσθαι*
φοβεροὺς καὶ μεγάλους ἐάσωμεν ἢ ᾽κεῖνοι μικροὶ
γεγενήσονται, καὶ λάθωσιν ἡμᾶς πλείονι μείζους οἱ Λακεδαιμόνιοι
γενόμενοι ἢ ὅσῳ τοὺς Θηβαίους ἐλάττους
συμφέρει γενέσθαι. οὐ γὰρ ἐκεῖνό γ᾽ ἂν εἴποιμεν, ὡς
ἀνταλλάξασθαι βουλόμεθ᾽ ἀντιπάλους Λακεδαιμονίους
ἀντὶ Θηβαίων, οὐδὲ τοῦτ᾽ ἔσθ᾽ ὃ σπουδάζομεν, ἀλλ᾽ ὅπως
μηδέτεροι δυνήσονται μηδὲν ἡμᾶς ἀδικεῖν· οὕτω γὰρ ἂν
ἡμεῖς μετὰ πλείστης ἀδείας εἴημεν.

6 *Ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως δεῖν ἔχειν φήσομεν,*
δεινὸν δ᾽ εἰ, πρὸς οὓς παρεταττόμεθ᾽ ἐν Μαντινείᾳ, τούτους
συμμάχους αἱρησόμεθα, εἶτα βοηθήσομεν τούτοις
ἐναντί᾽ ἐκείνοις μεθ᾽ ὧν τότ᾽ ἐκινδυνεύομεν. κἀμοὶ ταῦτα
δοκεῖ, προσδεῖσθαι δ᾽ ἔτι τοῦ „τὰ δίκαια ποιεῖν ἐθελόντων
7 *τῶν ἑτέρων“. εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην*
ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς Μεγαλοπολίταις·
οὐδὲν γὰρ δεήσει· ὥστ᾽ οὐδ᾽ ὁτιοῦν ὑπεναντίον ἡμῖν

---

1 *ορχομενους* S^1 | *θεσπιέων* FY^1 2 *πλατεων* S *πλαταιέων* FY^1 | ⟨*ἂν*⟩ *γενέσθαι* Dreher: *γενέσθαι* del. Dindorf 3 *τὴν* om. FY 4 *ἀναιρήσουσι* SA: *αἱρήσουσι* FY 5 *γενήσεσθαι* del. Dobree 7 *γεγενήσονται* Weil: *τε γενησονται* S *γενήσονται* FAY | *λάθουσι* A | *πλείονι*] *ει* in ras. F *πλέονι* A 9 *εκεινοι* S^1 10 *βουλόμεθα* Madvig: *βουλοίμεθα* SFAY *βουλοίμεθ᾽ ἂν* Dreher 11 *ὅπως*] *ομως* S^1 12 *δυνήσωνται* AY | *ἂν* post *ἀδείας* Y 14 *οὕτω* FAY | *δεῖν* om. schol. p. 248, 15 secl. Blass 15 *μαντινέα* Y 17 *ἐκείνοις*] *ἐκείνων* A | *καίμοι* SFY^1 18 *δ᾽ ἔτι* H. Wolf: *δε τί* S *δέ τι* FAY 19 *τῶν* om. S 19sq. *εἰρήνην ἅπαντες* S: *εἰρήνην πάντες* A *πάντες εἰρήνην* FY 21 *ὑμῖν* FAY

ἔσται πρὸς τοὺς συμπαραταξαμένους, σύμμαχοι δ' ἡμῖν
οἱ μὲν ὑπάρχουσιν, ὥς φασιν, οἱ δὲ προσγενήσονται νυνί
(καὶ τί ἂν ἄλλο βουλοίμεθα;)· ἐὰν δ' ἀδικῶσι καὶ πολεμεῖν 8
οἴωνται δεῖν, εἰ μὲν ὑπὲρ τούτου μόνον βουλευτέον,
204 εἰ χρὴ Μεγάλην πόλιν ἡμᾶς προέσθαι Λακε|δαιμονίοις ἢ
μή, δίκαιον μὲν οὔ, συγχωρῶ δ' ἔγωγ' ἐᾶσαι καὶ μηδὲν
ἐναντιωθῆναι τοῖς γε τῶν αὐτῶν μετασχοῦσι κινδύνων·
εἰ δ' ἅπαντες ἐπίστασθ' ὅτι, ταύτην ἂν ἕλωσιν, ἴασιν
ἐπὶ Μεσσήνην, φρασάτω τις ἐμοὶ τῶν νῦν χαλεπῶν τοῖς
Μεγαλοπολίταις, τί τόθ' ἡμῖν συμβουλεύσει ποιεῖν. ἀλλ'
οὐδεὶς ἐρεῖ. καὶ μὴν πάντες ἐπίστασθ' ὡς, καὶ παραινούντων 9
τούτων καὶ μή, βοηθητέον, καὶ διὰ τοὺς ὅρκους
οὓς ὀμωμόκαμεν Μεσσηνίοις καὶ διὰ τὸ συμφέρον εἶναι
κατοικεῖσθαι ταύτην τὴν πόλιν. σκοπεῖσθε δὴ πρὸς ὑμᾶς
αὐτοὺς ποτέραν τὴν ἀρχὴν καλλίονα καὶ φιλανθρωποτέραν
ποιήσεσθε τοῦ μὴ ἐπιτρέπειν ἀδικεῖν Λακεδαιμονίοις,
τὴν ὑπὲρ Μεγάλης πόλεως ἢ τὴν ὑπὲρ Μεσσήνης.
νῦν μέν γε βοηθεῖν δόξετ' Ἀρκάσιν καὶ τὴν εἰρήνην 10
σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ
παρετάξασθε· τότε δ' εὔδηλοι πᾶσιν ἔσεσθ' οὐ τοῦ δικαίου
μᾶλλον ἕνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς
Λακεδαιμονίους φόβου. δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν

1 συμπαραταξαμένους AY: ἀντιπαραταξαμένους S $\overset{\text{αντι}}{\text{συμ}}$παραταξαμένους F | ἡμῖν om. aliquot apographa, secl. Dobree 2 οἱ μὲν om. A 4 μόνον A 5 ἢ] ει S¹ 6 οὔ] οὖν A¹ 7 γε S: τότε FAY 8 ἂν ἕλωσιν] ανελωσιν A | ἴσασιν Y¹ 10 συμβουλεύσει SAY²: συμβουλεύ$\overset{\text{σ}}{\text{ξ}}$ι F συμβουλεύει Y¹ 11 καὶ ante παραινούντων om. S 13 μεσσινιοις S¹ 14 δὲ F $\overset{\text{δὴ}}{\text{δὲ}}$ Y 15 ποτερ' ἀν A 16 ἐπιτρέπειν ἀδικεῖν A: ἐπιτρέπειν ὑμᾶς ἀδικεῖν SF ἀδικεῖν ἐπιτρέπειν Y 17 μεγαλοπόλεως A | μεσσινης S¹ it. 21 19 ἐκινδυνεύσατε del. Dobree 20 παραταξασθε ut vid. S¹

*ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δ᾽ ὅπως ἅμα καὶ συμφέροντ᾽
ἔσται ταῦτα.*

11 *Ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων,
ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ
δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν ἐπ᾽ αὐτὸν ἐχθροὺς κτησόμεθα,
οὐχ ἕξομεν συμμάχους. ἐγὼ δὲ τὸ μὲν κομίσασθαι
Ὠρωπὸν πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δ᾽
ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα
συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους,
μόνοις οὐδ᾽ εἰπεῖν ἐξεῖναι νομίζω τοῖς πείσασιν ὑμᾶς,
12 ὅτ᾽ ἐκινδύνευον Λακεδαιμό|νιοι, βοηθεῖν. οὐ γὰρ ταῦτα* **205**
*λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων
ὡς ὑμᾶς καὶ μεθ᾽ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους
ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ
τοῦθ᾽, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον),
ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματ᾽ εἰσφέρειν
καὶ τοῖς σώμασιν κινδυνεύειν· οὐδ᾽ ἂν ὑμεῖς
ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον
ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν
αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι
13 τῆς σωτηρίας. καὶ μὴν εἰ σφόδρ᾽ ἐναντίον ἐστὶν τοῖς*

1 *ἀεὶ* ante *καὶ πράττειν* p. 245, 22 pon. FY 3 *καὶ τοιοῦτός* FAY 5 *βοηθήσαντας* SA^1Y corr.: *βοηθήσαντας* F^1 ras. in *σοντας* mut. deinde rursus *α* corr. et o superscr. *βοηθήσοντας* A corr. Y^1 | *ἂν* om. S | *ἐπ᾽ αὐτὸν ἐχθροὺς* A: *νυν επ αυτους εχθρους* S *ἐχθροὺς ἐπ᾽ αὐτὸν νῦν* FY | *τὸν* ante *Ὠρωπὸν* add. Benseler 7 *φημὶ δεῖν* FY 8 *ἔσεσθαι λακεδαιμονίους* FY | *ἐὰν*] *ἐν* F^1 | *ποιώμεθα* SA: *ποιησώμεθα* FY *προσώμεθα* Blass, coll. schol. p. 249, 27 10 *ἐξεῖναι*] *ἐξεῖνεῖναι* S 11 *βοηθεῖν αὐτοῖς γρ.* S^dFAY | *οὐ* S (cf. schol. p. 249, 28): *οἱ* FAY 13 *ὡς* om. Y^1 14 *μὴ* om. A^1 add. A^3 ut vid. 16 *τῆς* om. Y^1 17 *οὐδ᾽* S schol. 250, 4: *καίτοι οὐδ᾽* FAY (*τὸ καίτοι ἐν ἐνίοις* (?) *οὐ κεῖται* Y^3 mg.) 19 *βούλωνται* SF^1 *ἂν βούλωνται* Cobet 20 *χάριν ὑμῖν* FY *ὑμῖν* del. Blass 21 *εἰ καὶ* FAY

Λακεδαιμονίων ἐπιχειρήμασι τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους
ποιήσασθαι, προσήκει δήπου πλείω χάριν αὐτοὺς
ἔχειν ὧν ἐσώθησαν ὑφ' ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες
κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι.
ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπ' Ὠρωπόν, ἢ κάκιστοι
πάντων ἀνθρώπων δόξουσιν εἶναι; μὰ τοὺς θεοὺς ἔγωγ'
οὐχ ὁρῶ.

Θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, 14
ὡς εἰ συμμάχους ποιησόμεθ' Ἀρκάδας καὶ ταῦτα πράξομεν,
μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις.
ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ὦ ἄνδρες Ἀθηναῖοι.
διὰ τί; ὅτι τῶν πάντων οὐδέν' ἂν ἀντειπεῖν οἴομαι, ὡς
οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ
τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα
συμμάχους ἐποιήσατο, ἕν τι καὶ ταὐτὸ βουλομένη [ἀεὶ]
πράττειν. ἔστιν δὲ τοῦτο τί; τοὺς ἀδικουμένους σῴζειν. 15
εἰ τοίνυν ταῦθ' οὕτως ἔχει, οὐκέτ' ἂν ἡμεῖς εἴημεν οἱ
206 *μεταβαλλόμενοι, ἀλλ' οἱ μὴ 'θέλοντες* | *τοῖς δικαίοις ἐμμένειν,*
καὶ φανήσεται τὰ πράγματ' ἀεὶ διὰ τοὺς πλεονεκτεῖν
βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις ἡμῶν.

Δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον 16
ἀνθρώπων ποιεῖν. νῦν γάρ φασιν ἐκεῖνοι δεῖν Ἠλείους

---

1 *λακεδαιμονίοις* ut vid. Y^1 | *ἡμᾶς* vulg.: *ὑμᾶς* SFAY 3 *ὑμῶν* FY 5 *ἡμῖν* S: *ὑμῖν* FAY | *ἢ ου* A 6 *δ μὰ* FY 8 *καὶ* om. FAY | *τὸν λόγον τοῦτον* FY 9 *ἀρκάδες* A^1 corr. A^3 11 *μὲν* om. FY 12 *ἁπάντων* FY | *οὐδένα*] *να* in ras. F | *ἂν* om. FAY^1 | *οἶμαι* FAY 15 *καὶ* om. S^1 add. S^d | *βουλομένη* [*ἀεὶ*] Voemel: *βουλομένη ἀεὶ* S *ἀεὶ* (*αἰεὶ* Y) *βουλομένη* FY *βουλομένη πᾶσιν ἀεὶ* A *ἀεὶ* post *πράττειν* pon. Blass 16 *ἀεὶ* ante *σῴζειν* add. S^d 17 *ταῦθ'* S: *τοῦθ'* FAY 19 *ἀεὶ διὰ τοὺς* SA: *διὰ τοὺς ἀεὶ* FY 21 *μάλα* om. Hermog. III 333 W. (349, 25 R.) | *ἔργον ἀνθρώπων* FAY Hermog. Aristid. IX 367 W. cf. XVIII 269. XXIII 123: *ἀνθρώπων ἔργον* S 22 *νυνὶ* FAY

μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ
Τρικάρανον, ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν,
καὶ τὸν Ὠρωπὸν ἡμᾶς, οὐχ ἵν' ἑκάστους ἡμῶν ἴδωσιν
ἔχοντας τὰ αὑτῶν, οὐδ' ὀλίγου δεῖ (ὀψὲ γὰρ ἂν φιλάνθρωποι
17 γένοιντο)· ἀλλ' ἵνα πᾶσι δοκῶσι συμπράττειν
ὅπως ἕκαστοι κομίσωνται ταῦθ' ἅ φασιν αὑτῶν εἶναι,
ἵν' ἐπειδὰν ἴωσιν ἐπὶ Μεσσήνην αὐτοί, συστρατεύωνται
πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως, ἢ δοκῶσιν
ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους
λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς χάριν
18 ἀποδιδόντες. ἐγὼ δὲ νομίζω τὴν πόλιν πρῶτον μὲν καὶ
χωρὶς τοῦ καθυφεῖναί τινας Λακεδαιμονίοις Ἀρκάδων,
Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετ' ἐκείνων, ἂν τὰ δίκαια
ποιεῖν ἐθέλωσιν, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων
δεῖν Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια. εἰ δ' ἄρα τοῦτ' εὔδηλον
ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόννησον
καταστρέψασθαι οὐχ οἷοί τ' ἐσόμεθ' Ὠρωπὸν
λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τ' εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν
ἐᾶν ἢ Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον.
οὐ γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι
τὸν λόγον πρὸς ἐκείνους, ἀλλ' — ἐάσω τό γ' ἐπελθὸν εἰπεῖν
μοι· περὶ πολλῶν δ' ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.

---

3 εἰδῶσιν A 4 ἑαυτῶν F Y | δεῖν A 5 γένοιντο S: γεγονότες εἶεν γρ. S^{d}FAY 6 ὅπως SAFY^2 mg.: ὅπως ἂν Y^1 | κομίζωνται A κομιοῦνται Tournier | ἑαυτῶν AY 7 ἵν' ἐπειδὰν SFY: ἐπειδ' ἂν δ' A | καὶ αὐτοὶ FY | συστρατεύονται S^{1}A 8 βοηθήσωσι A 9 εἰ περὶ Y ἐν ἐνίοις τοῦ εἰ οὐ κειμένου ἀποδιδόντες γράφεται Y^3 mg. 10 χάριν del. Cobet 11 ἀποδιδόασιν Y^1, corr. Y^2 s. v. 12 λακεδαιμονίοις τινὰς FY 14 βοηθούντων ante καὶ add. FAY 15 ἔχειν ἐᾶν Y 18 εἰ οἷόν] ειον S^1 20 sq. ἂν ἡγοῦμαι et μόνον ... ἐκείνους om. Hermog. III 346 W. (361, 16 R.) 21 post ἀλλ' interpunxit Gebauer

207 *Ἀλλὰ μὴν ἅ γέ φασι πεπρᾶχθαι διὰ Θη|βαίους τοῖς* 19
Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν [μὲν]
ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι
φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν
καὶ σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ
γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ
Θηβαίους γεγενημένους ἀποδείξωσιν, τοσούτῳ πλείονος
ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων
τὴν πόλιν, ὅτ' ἐφ' ὑμᾶς προτέρους ἦλθον ἢ
Θηβαίους, ἀπεστέρησαν. ἀλλ' οἶμαι ταῦτα μέν ἐστι 20
δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους
συμμάχους. ἐγὼ δ' οἶδα, ὅσ' ἂν ἐκ λογισμοῦ σκοπῶν
τις εἰκάσαι (καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ
φήσειν), ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι,
κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμ'
ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων. πολὺ δὴ κάλλιον 21
καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλαβεῖν,
τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ἐπιτρέψαι,
ἢ νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σῴσωμεν συμμάχους,
τούτους μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς
Θηβαίους, καὶ προσέτ' ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν
αὐτῶν. οὐ γὰρ ἔγωγ' ἀδεὲς τοῦθ' ὑπολαμβάνω τῇ πόλει, 22

---

2 *ὑμᾶς* FY | *νῦν*] *ταῦτα* Tournier | *μὲν* secl. Weil ⟨*ταῦτα*⟩ *μὲν* Fox 4 *αὐτῶν* del. Cobet | *ποιήσωσιν* A | *ὑμᾶς* FY 7 *ἐπιδείξωσι* A 8 *τοιουτον* F^1 9 *τὴν*] *ην* S^1 corr. ead. 9 sq. *ἢ Θηβαίους* secl. Blass, coll. schol. p. 251, 23 11 *ἑτέροις* Tournier | *τούτους*] *τους* S 12 *οἶδα* SAY^2: om. FY^1 13 sq. *καὶ … φήσειν* SAY corr.: *καὶ … φῆσαι* FY^1 *κἂν … φῆσαι* Blass 13 *οἶμαι* (*οἴομαι* Y) *ὑμῶν ἐμοὶ* SAY^2: *ὑμῶν οἴομαι* FY^1 | *ταυτὰ* SY: *ταῦτα* FA 15 *κινδυνεύσει Μεσσήνη*] *κίνδυνος μεσσήνηι* A^1 corr. A^2 16 *ὑμᾶς* FY 17 *μὲν* SA: *μὲν̈* F om. Y | *παραβεῖν* F^1 18 *ἐπιτρέπειν* FY 19 *ὀκνοῦντες* A | *θηβαίους* A 21 *καθεστηκέναι γρ.* S^d A

τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους. ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους, ἀλλ' ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὐτοῖς δύναμιν· ὧν δ', ὅτ' ἐκείνην εἶχον, ὠρέγοντο, ταῦθ' ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ἐγὼ φοβοῖσθ' ἂν εἰκότως.

23 Ἡδέως δ' ἂν πυθοίμην καὶ τῶν [λεγόντων] τοὺς Θηβαίους μι|σεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερ' ἑκάτεροι μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων Λακεδαιμονίους ἑκάτεροι. εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δ' ὑπὲρ ὑμῶν φήσουσιν, τί πέρα 24 τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν; ἔστιν γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δ', ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθ', ὅτι τὰ μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γ' αἰσχύνονται μὴ πράττειν, τοῖς δ' ἀδίκοις ἐναντιοῦνται φανερῶς, ἄλλως τε κἄν τινες βλάπτωνται· καὶ τοῦτο λυμαινόμενον πάνθ' εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν, τὸ μὴ 'θέλειν τὰ δίκαια πράττειν

208

---

2 νυνὶ FY 3 πολεμεῖν αἱρουμένους SAY^3: πόλεμον ἀραμένους FY^1 4 πρότερον FY^1: προτεραν S πρότερόν ποτε A γρ. Y^3 | ἑαυτοῖς Y^1 5 ὑμῖν S^1 6 ἴσως om. Y | δοτες S^1 | φοβεισθ' S 7 καὶ τῶν Cobet post H. Wolfium et G. H. Schaeferum: καὶ τῶν λεγόντων καὶ FY^1 τῶν λεγόντων καὶ SAY corr. 8 πότερα δὴ FY 9 ἑκάτεροι del. Cohn | ἡμῶν A^2 10 ἡμῖν A^1 | μὲν post ὑπὲρ FAY 10 sq. θηβαίων λακεδαιμονίους ... λακεδαιμονίων θηβαίους A 14 καιροῦ] κληρον S^1 16 πολύ SA: πάνυ FY 18 του S: τούτου FAY 19 ἀδίκοις SA: ἀδικοῦσιν FY 20 τοῦτο SY corr.: τοῦτο τὸ FAY^1 21 τὴν ἀρχὴν A 22 ἁπάντων A

ἁπλῶς. ἵνα τοίνυν μὴ τοῦτ᾽ ἐμποδὼν γένηται τῷ Θηβαίους 25
γενέσθαι μικρούς, τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν
καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν
καὶ συμπράττωμεν αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν
(ταῦτα γὰρ καὶ καλὰ καὶ δίκαια, μὴ περιορᾶν πόλεις
ἀρχαίας ἐξανεστώσας), τὴν δὲ Μεγάλην πόλιν καὶ τὴν
Μεσσήνην μὴ προώμεθα τοῖς ἀδικοῦσιν, μηδ᾽ ἐπὶ τῇ
προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς οὔσας καὶ
κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν. κἂν ᾖ 26
ταῦτα πρόδηλα, οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι
Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν· εἰ δὲ μή, πρῶτον μὲν
ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως, ὅταν
ἡγῶνται τὴν ἐκείνων κατοίκισιν αὐτοῖς ὄλεθρον φέρειν,
209 εἶτ᾽ ἀνήνυτα | πράγμαθ᾽ ἕξομεν αὐτοί· τί γὰρ ὡς ἀληθῶς
ἔσται πέρας, ὅταν αἰεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν,
τὰς δ᾽ ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν; Thuc. VI 76,2

Λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν 27
ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους,
εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι. οἱ δέ φασιν
μὲν αὐτοῖς οὐ[κ εἶναι] στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι
τὸ ποιοῦν τὴν φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους
νομίζειν εἶναι συμμάχους. ἐγὼ δ᾽, εἰ τὰ μάλιστ᾽
εἰσὶν τοιοῦτοι, ὡδί πως ἔχω. φημὶ δεῖν ἅμα τούτους

---

1 τῶι SAY corr.: τὸ τοὺς F τὸ vel τῶ τοὺς Y^1 3 πλατεας S | φῶμεν SFY: φημὶ A 5 γὰρ καλὰ FY 6 ἐξαναστάσας A 8 πλατεων καὶ θεσπιων S πλαταιέων καὶ θεσπιέων A θεσπιέων καὶ πλαταιέων FY | καὶ post οὔσας om. F 9 περιειδωμεν SA^1 10 πρόδηλα ταῦτα FY | βούλεται A 13 κατοίκισιν FY: κατοίκησιν SA^1 κατοικιεῖν A^2 | ἑαυτοῖς FY 15 ἀεὶ FAY | τὰς μὲν] τὰ μὲν F^1 17 δίκαια] δικαι S^1 18 αὐτοὺς om. FY 20 οὐ Dobree: οὐκ εἶναι SFAY 21 ἑαυτοῖς] αυτοῖς A 22 εἶναι del. Tournier 23 τούτους τε FAY

ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν
εἰρήνην, ἐὰν δὲ μὴ ’θέλωσι ποιεῖν ὁπότεροι ταῦτα, τότ’
28 ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι. εἴτε γὰρ εἰρήνης
γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται ἔτι τῆς Θηβαίων
συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν πλεονεξίαν
τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε συμμάχους
ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ ’θελήσουσιν
ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου
πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι
τὴν σπουδήν, ἀλλ’ ἵνα τοῦ πολέμου περιεστηκότος Θη-
29 βαίοις τὴν Πελοπόννησον ὑφ’ αὑτοῖς ποιήσωνται. θαυμάζω
δ’ ἐνίων, εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς
Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται
Λακεδαιμόνιοι τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ
ταῦτ’ ἔργῳ πεῖραν ἡμῖν δεδωκότος τοῦ χρόνου, ὅτι Θηβαῖοι
μὲν τούτοις συμμάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, |
Λακεδαιμόνιοι δ’ ὅτ’ εἶχον αὐτούς, ἐφ’ ἡμᾶς ἐχρῶντο. 210
30 Οἶμαι τοίνυν ἔγωγε κἀκεῖν’ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ
προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν
ἀναιρεθῶσιν καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις
ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ
παρ’ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως

---

4 γενομένης A | ἔτι om. B del. Benseler transpon. ante συμμαχίας Fox, post συμμαχίας H. Meylan 5 φανεροὶ δήπου FY 7 ἀδόλως ἡμᾶς FY | ποιουμένους S¹ corr. S^d, $\overset{\text{ους}}{\text{ποιουμένων}}$ F 8 εἰρήνην ἄγειν Y 9 κατοικισθῶσι FY: κατοικισθῶσι μόνον SA 10 πολέμου τούτου FAY | Θηβαίους H. Wolf; at cf. XVIII 179. 188. 238 al. 11 ἑαυτοῖς FAY | ποιήσωνται] ω in ras. F 12 $\overset{\text{οις}}{\text{θηβαίων}}$ F θηβαίων Y² 14 τούτους αὐτοὺς FAY 15 ὑμῖν A 17 ὑμᾶς A 20 διοικηθῶσιν A¹ corr. A² | ἰσχυροὺς Λακεδαιμονίους Blass sec. Aristid. I 630, 6 Dind. 21 εὐθύς ἐστιν FY | ἂν A

ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη
σωθῆναι δι' ὑμᾶς, τὸ δὲ συμβησόμενον, [καὶ] τὸν τοῦ
κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων
καὶ Λακεδαιμονίων. ἂν μὲν τοίνυν καταπολεμηθῶσιν 31
οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ
δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους
τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δ' ἀνενέγκωσιν ἄρ'
οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλ' οὖν ἀσθενέστεροί γ'
ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ δι' ἡμᾶς
σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς
Ἀρκάδας μήτε δι' αὐτούς, ἂν ἄρα σωθῶσιν, περιγεγονέναι
δοκεῖν, μηδὲ δι' ἄλλους τινάς, ἀλλὰ δι' ὑμᾶς.

Ἐγὼ μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι μὰ τοὺς θεοὺς οὔτε 32
φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλ' ἃ νομίζω
συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας,
μηδ' ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ
μείζονι.

1 *ἐὰν* FY item v. 4. 7 | *τούτους* Tournier | *ἤδη*] *δὴ* Weil del. Reiske 2 *καὶ* om. Vind. 6, del. Dobree 6 *τούτους* SFA: *τοὺσ δὲ* Y^1 *τούσδε* Y corr. 7 *ανανέγκωσιν* A^1 corr. ead. 8 *οἱ* om. Y | *καὶ μὴ πέσωσιν* post *σωθῶσιν* add. FY | *οὖν*] *οταν* S^1 corr. S^d 10 *σεσωμένων* S: *σεσωσμένων* FAY 12 *μηδὲ* FAY^1: *μήτε* SY corr. 13 *οὖν* om. FY 14 *ἀλλ' ἃ νομίζω* SFY: *ἃ νομίζω* A, Blass commate post *εἴρηκα* deleto; *ἀλλὰ νομίζων* Dobree 16 *ἄλλον* SFY: *ἄλλων* A

In SF subscriptum

ΠΕΡΙ (ΥΠΈΡ F) ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ
H̄ H̄ 𐅄̄ Δ̄ Δ̄ Δ̄ Δ̄ I I I H̄ („immo H H 𐅄 Δ Δ Δ Δ Π I I I“ Sauppe,
H del. Voemel et Burger)
add. S^d ꓥ (i. e. *διώρθωται*)

in AY ʽΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩ͂Ν

25 X /14

XVII

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΟΝ ΣΥΝΘΗΚΩΝ

211

ΥΠΟΘΕΣΙΣ

Ἀλεξάνδρου τοῦ Μακεδόνος καταγαγόντος εἰς Μεσσήνην τοὺς Φιλιάδου τοῦ τυράννου παῖδας, αἰτιᾶται παρὰ τὰς συνθήκας εἶναι τοῦτο τὰς πρὸς Ἀθηναίους καὶ Ἕλληνας γενομένας· παραβεβηκέναι δὲ καὶ ἐν ἄλλοις πολλοῖς τὰς συνθήκας φησὶ τοὺς Μακεδόνας, καὶ μὴ περιορᾶν ταῦτα παραινεῖ. ὁ δὲ λόγος ψευδεπίγραφος εἶναι δοκεῖ· οὐ γὰρ ἔοικε κατὰ τὴν ἰδέαν τοῖς ἄλλοις τοῖς τοῦ Δημοσθένους, ἀλλὰ τῷ Ὑπερείδου χαρακτῆρι μᾶλλον προσχωρεῖ, τά τ' ἄλλα καὶ λέξεις τινὰς ἔχει κατ' ἐκεῖνον
§ 23 *μᾶλλον εἰρημένας ἢ τὸν Δημοσθένην, οἷον νεόπλουτοι*
§ 11 *καὶ βδελυρεύεσθαι.*

Ἄξιον ἀποδέχεσθαι ὦ ἄνδρες Ἀθηναῖοι σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν· οἶμαι γὰρ οὐδὲν οὔ-

---

ΥΠΕΡ ΤΩΝ A 1 *κατάγοντος* F | *εἰς Μεσσήνην* om. Y^1 add. rec. mg. (*ἐν ἑτέρῳ*) 3 *πρὸς Ἀθηναίους καὶ Ἕλληνας* Wolf: *παρ' ἀθηναίοις καὶ ἕλλησι* FY m *Ἀθηναίοις καὶ Ἕλλησι* Sauppe 5 *ὁρᾶν* F 7 sqq. cf. Phot. bibl. p. 491 a 23 | *ὑπερίδου* Y 9 *δημοσθένη* FY | *νεόπλουτοι* m: *νεοπλούτους* FY *νεόπλουτος* Phot. 10 *βδελυρεύεσθαι* Y Phot: *βδελυρευμένους* F^1 *βδελυρευομένους* F corr. *βδελυρεύσετε* m *βδελυρεύσεται* vulg. ex § 11 13 *ποιῶσιν* A | *οὐδὲν*] *οὐδὲ τῶν* A^1 *οὐδὲν τῶν ἄλλων* A^3Y^3 mg. *ἐν ἑτέρῳ*

τως τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ
τὸ δίκαιον σπουδάζειν. δεῖ τοίνυν τοὺς λίαν ἐπ' αὐτὰ
212 *παρακαλοῦντας μὴ | τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν,*
πάντα δὲ μᾶλλον πράττειν, ἀλλ' ὑπομείναντας νυνὶ τὸν
ἐξετασμὸν ἢ καὶ τὸ λοιπὸν πειθομένους ὑμᾶς ἔχειν περὶ
αὐτῶν, ἢ παραχωρήσαντας ἐᾶν συμβουλεύειν τοὺς ἀλη-
θέστερα περὶ τῶν δικαίων ἀποφαινομένους, ἵν' ἢ ἑκόντες 2
ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδι-
κοῦντι, ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ
δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντα χρῆσθε τῷ συμφέροντι
μηκέτι μέλλοντες. ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν
ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν
ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες. ὡς δὲ περὶ
μεγάλων συντόμως διδάξω.

Εἰ δή τις ἐρωτήσειεν ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν 3
μάλιστ' ἀγανακτήσαιτ' εἴ τις ἀναγκάζοι, οἶμαι, εἰ ἦσαν
κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο
κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα
πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ
πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ
τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν

---

1 *ὡς περὶ* F corr. (I?) AY: *ὥσπερ* SF^1 2 *αὐτὰ* S: *αὐτ$\overset{α}{ὸ}$* F *αὐτὸ* Y *ταῦτα* A 5 *τὸ*] *τὸν* F^1 6 *τἀληθέστερα* A^1 9 *ποιήσασθαι* SFY: *ποιεῖσθε* A (i. e. *ποιεῖσθαι*) 10 *απαντα* S: *ἅπαντας* FAY | *χρῆσθαι* SAY^1 | *τῷ συμφέροντι* secl. Weil 12 *σκεψαμένους* SA: *σκοπουμένοις* FY | *κοινῆς* om. A^1 add. A^3 15 *ἐρωτήσειεν* S: *ὑμᾶς* (ex *ὑμῶν* corr. A^2) *ἐρωτήσειεν* A *ἐρωτήσειεν ὑμᾶς* FY 16 *ἀγανακτήσετε* FAY^1 | *εἴ τις ἀναγκάζοι οἶμαι* S: *εἴ τις ἀναγκάζοι οἶμαι ἂν* A^1 *εἴποιτ' ἂν πάντες* ante *εἴ τις* add. A^3 mg. *εἴποιτ' ἂν οἶμαι πάντες εἴ τις ἀναγκάζοι ἂν* (*ἂν* om. Y) FY 17 *νῦν* FY | *πισιστρατιδαι* S | *καὶ εἰ* FY^1 18 *δευρί*] *δευρ' ει* S 19 *παραδέχεσθαι* FY

*ἀποκτείνειεν, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν
ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ
4 γυναῖκας. παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας
τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς
Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας
τυράννους, ἆρ' ἐφρόντισεν τοῦ δικαίου, ἀλλ' οὐκ ἐχρήσατο
τῷ αὑτοῦ ἔθει τῷ τυραννικῷ, βραχὺ φροντίσας
5 ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας; οὐ | δὴ δεινόν, εἰ μέν* 213
*τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστ' ἂν ἀγανακτῆσαι, εἰ δ'
ἑτέρωθί που γέγονεν παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ
φυλάξασθαι, καὶ ἡμῖν μὲν διακελεύεσθαί τινας ἐνταυθὶ
ἐμμένειν τοῖς ὅρκοις, τοῖς δ' αὐτοὺς οὕτως περιβοήτως
6 ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν; ἀλλ' οὐχ
οἷόν τε ταῦθ' οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ
χρῆσθαι· καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις
πολέμιον εἶναι τὸν ἐκεῖν' ἅπερ Ἀλέξανδρος ποιοῦντα
ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ,
καὶ στρατεύεσθαι ἐπ' αὐτὸν ἅπαντας. οὐκοῦν ἐὰν
ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι.
7 ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι
πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσήνης οἱ
Φιλιάδου παῖδες· διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον*

1 *ἀκρίτως*$^{\text{ους}}$ F 6 *τυράννους ὄντας* A 7 *εθει* S: *ἤθει*$^{\text{ἔ}}$ F *ἤθει* AY 8 *δὴ δεινὸν* Reiske (signo interrogationis posito): *δη δει* S *δ' ἤδει* F *δὴ* (*η* in ras. Y) *δεῖ* AY 9 *αναγανακτησαι* S *ἀγανακτῆσαι* FAY 10 *πρὸς*] *προ* A¹ corr. ead. | *μὴ φυλάξασθαι* SF¹A¹: *τοῦτο πράως ὑμᾶς ἔχειν καὶ ὅρκους μὴ φυλάξασθαι* F mg. A³ mg. *μὴ φυλάξασθαι τοῦτο πράως ὑμᾶς ἔχειν καὶ ὅρκους μὴ φυλάξασθαι* Y 11 *ἐνταυθοῖ γρ.* F rec. AY corr. 12 *οὕτω* A 13 *ανειρηκοσι* S | *καταλιπειν* S *καταλιπεῖν* FY 14 *ἂν* A 19 *καταγαγόντι* FA corr. (I?) Y: *κατάγοντι* SA¹ 21 *Μεσσήνης* schol. p. 257, 12: *μεσσηνην* S *μεσσηνίων* FAY et Anecd. Bekk. p. 174 22 *καταγαγεῖν* Ald. Voem.: *κατάγειν* SFAY

*αὐτούς. ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου
τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς
ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν
τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι
διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης. ἔπειτα* 8
*καὶ ἐπιτάττει ἡ συνθήκη εὐθὺς ἐν ἀρχῇ ἐλευθέρους εἶναι
καὶ αὐτονόμους τοὺς Ἕλληνας. διὸ καὶ πῶς οὐχ ὑπεράτοπον,
ἡγεῖσθαι μὲν τῶν συνθηκῶν τὸ αὐτονόμους εἶναι
καὶ ἐλευθέρους, τὸν δ' εἰς δουλείαν ἀγαγόντα μὴ οἴεσθαι
τἀναντία ταῖς κοιναῖς ὁμολογίαις διαπεπρᾶχθαι; οὐκοῦν*
214 *ἀναγκαῖόν ἐστιν ἡμῖν ὦ ἄνδρες Ἀθηναῖοι, | εἴπερ τοῖς
ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμενοῦμεν καὶ τὰ δίκαια
ποιήσομεν, ἐφ' ἃ ὑμᾶς παρακαλοῦσιν, καθάπερ ἄρτι εἶπον,
λαβοῦσι τὰ ὅπλα στρατεύεσθαι ἐπὶ τοὺς παραβεβηκότας
μετὰ τῶν βουλομένων. ἢ νομίζετε τὸν μὲν καιρόν ποτ'* 9
*ἰσχύειν καὶ ἄνευ τοῦ δικαίου τὸ συμφέρον πράττειν·
νυνὶ δ', ὅτ' εἰς ταὐτὸν τὸ δίκαιον ἅμα καὶ ὁ καιρὸς καὶ
τὸ συμφέρον συνδεδράμηκεν, ἄλλον ἄρα τινὰ χρόνον
ἀναμενεῖτε τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων
Ἑλλήνων ἀντιλαβέσθαι;*

Ἐπ' ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας. 10
*ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρ'
ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης
ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρή-*

2 *αἱρέσου* FY^1 4 *τυραννεύσαντας* A | *οιεσθε* S 9 *ἀγαγόντα* S: *ἄγοντα* FY *αναγαγόντα* A 11 sq. *τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις* S corr. FAY: *ταις συνθηκαις και τοις ορκοις* S^1

15 *ποτ'* AY^1: *τοτε* SY corr. $\overset{\tau}{\pi}$*οτ'* F 17 *ταυτὸ* FY | *καὶ* post *ἅμα* in ras. F 18 *ἄρα* om. A 22 post *γεγραμμένον* desinit S | *τινες* FA^{3}Y: *τις* A^1 24 *καταλύωσι* A: *καταλύσωσι* FY

νης μετέχουσι. σκέψασθε δ' ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι
Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων
δ' ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν
ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δ' ἐκείνων τοῖς
οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον
11 ἐγκατέστησεν. ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης
πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας.
ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι
πολεμίοις αὐτοῖς χρώμενοι, ἢ βδελυρεύσεταί τις
οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ
12 Μακεδόνος, τῶν καθ' ὑμῶν πεπλουτηκότων; οὐ γὰρ δὴ
λέληθέ γ' αὐτοὺς οὐδὲν τούτων· ἀλλ' εἰς τοῦθ' ὕβρεως
ἥκουσιν, ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις
ἐν μὲν τοῖς παραβεβασμέ|νοις ὅρκοις ἐμμένειν 215
ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος
ὄντος ἐκείνου, τοὺς δ' ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι
λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες,
ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν·
13 εἰκότως· τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς
τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδ' ὅρκων·
τοῖς δ' ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται
τοὺς παρέργως ἐνταυθί, ἀλλ' οὐκ ἐξεταστικῶς
ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχ' ἡσυχίαν
οὐκ ἔσεσθαί ποτ' αἰτίαν ταραχῆς ἀτόπου [μεγάλης].

---

1 δ'] δὴ Y   3 τὸν δῆμον AY: τὴν πόλιν F cf. XV 22   6 τῆς εἰρήνης μετέχομεν FY: μετέχομεν τῆς εἰρήνης A   8 πότερα A: πότερον FY | πειθόμεθα A: πειθώμεθα FY   12 τοῦθ' FY corr. (ante θ 2 litt. eras.): τοσοῦθ' A   14 ἐν (ἐμ? A^1) μὲν τοῖς] τοῖς μὲν Herwerden, cf. § 14   16 ἡμᾶς A   17 λύειν om. Y^1 | ἀφέντες FY   20 μέλειν FY: μετέχειν A   21 μόνον αὐτῶν A: αὐτῶν μόνοις FY   22 ἐνταυθὶ F^{1}A: ἐνταυθοῖ F corr. Y   24 μεγάλης FY καὶ μεγάλης A secl. Reiske

14 κελεύω δ' ἔγωγε, καθάπερ ἐν ἀρχῇ προεῖπον, πείθεσθαι
τούτοις τοῖς φάσκουσι δεῖν ἐν ταῖς κοιναῖς ὁμολογίαις
ἐμμένειν, εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς
ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι,
οὐδένα δ' οἴονται αἰσθήσεσθαι, τυραννίδων
ἀντὶ δημοκρατιῶν καθισταμένων καὶ τῶν πολιτειῶν
καταλυομένων.

15 Τὸ δ' ἔτι καταγελαστότερον· ἔστι γὰρ ἐν ταῖς συνθήκαις
ἐπιμελεῖσθαι τοὺς συνεδρεύοντας καὶ τοὺς ἐπὶ τῇ
κοινῇ φυλακῇ τεταγμένους ὅπως ἐν ταῖς κοινωνούσαις
πόλεσιν τῆς εἰρήνης μὴ γίγνωνται θάνατοι καὶ φυγαὶ
παρὰ τοὺς κειμένους ταῖς πόλεσι νόμους, μηδὲ χρημάτων
δημεύσεις, μηδὲ γῆς ἀναδασμοί, μηδὲ χρεῶν ἀποκοπαί,
μηδὲ δούλων ἀπελευθερώσεις ἐπὶ νεωτερισμῷ. οἱ δὲ
τοσούτου δέουσι τούτων τι κωλύειν, ὥστε καὶ συγκατασκευάζουσιν·
οὓς πῶς οὐ προσήκει ἀπολωλέναι; οἳ τηλικαύτας
216 συμφορὰς παρασκευάζουσιν ἐν ταῖς πόλε|σιν, ἃς
διὰ τὸ μέγεθος αὐτοῖς τοσούτοις οὖσι μὴ περιορᾶν ἐπέταξαν.

16 Ἔτι δ' ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλ' ἐπιφέρειν ἐπὶ πολέμῳ μηδεμιᾷ πόλει τῶν μετεχουσῶν τῆς εἰρήνης·

---

2 ἐν del. Herwerden, cf. § 12 3 μὲν suspectabat Reiske 4 αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι om. A^1 add. A^3 mg. 5 δ' om. A | αἰσθάνεσθαι A 8 τὸ δ' ἔτι A: τοῦτο δ' ἐστὶ FY | καταγελαστότερον Reiske: καταγελαστότατον FAY τὸ δὲ καταγελαστότατον Dindorf | post συνθήκαις 2 litt. eras. Y 11 πόλεσιν om. A^1 add. A^3 mg. 14 ἐλευθερώσεις A^1 corr. A^3 15 τοσούτου FY^1: τοσοῦτοι A^1 τοσοῦτο A corr. Y corr. 18 ἐπέταξεν FY 23 μηδεμιᾷ πόλει FY^1: ἐπὶ μηδεμίαν πόλιν A γρ. Y^3 schol. p. 258, 4 (om. πόλιν) ex dittographia ortum

εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν.
οὕτω τοίνυν ῥᾳδίως τὰ ὅπλ' ἐπήνεγκεν ὁ Μακεδών,
ὥστ' οὐδὲ κατέθετο πώποτε, ἀλλ' ἔτι καὶ νῦν ἔχων
περιέρχεται καθ' ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον
ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θ' ἑτέρωσε
17 καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν. οὐκοῦν
εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί
φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα
διαπεπραγμέναι. εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ,
οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί· εἰ δ' οὐκ
ἀνιᾶσιν οἱ καθ' ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες
πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν
αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ
κελεύει ὁ ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα
πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς
διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ
18 δ' ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης. διὰ
τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθ' οὕτως ἔχειν; ἢ
ὁμολογίαν τὴν μὲν κατὰ τῆς πόλεως οὖσαν βεβαίαν
ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν;
ἆρα δίκαιον ταῦτα γίγνεσθαι; κἂν μέν τι ᾖ πρὸς τῶν
ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν
ἀεὶ ποιή|σουσιν· ἐὰν δέ τι ἡμέτερον ᾖ κατ' ἐκείνων 217

---

1 ὁρμήσωσιν FY^1: ὁρμηθῶσιν A γρ. Y^3 2 τὰ ὅπλα ἐπήνεγκεν FY: ἐπήνεγκε τὰ ὅπλα A 4 καὶ τοσούτωι A: τοσούτωι δὲ FY cf. § 3 5 ὅσῳ FA γρ. Y^3: ὅτι Y^1 | προστάγματος FA^{3}Y: πράγματος A^1 | ἑτέρωσε Cobet: ἑτέρωθι FAY 6 κατήγαγεν FY schol. p. 258, 5: κατῆγεν A 17 δ' ἐπιτάττουσι A: δὲ πράττουσι FY δὲ προστάττουσι coni. Reiske 19 ὁμολογίαν τὴν μὲν A: τὴν μὲν ὁμολογίαν τὴν FY 20 συγχωροῦσιν FY 21 δίκαιον ταῦτα A^1: γε δοκεῖ δίκαιον ταῦτα A^3 mg. γε δοκεῖ δίκαια FY 22 πόλεως F^{1}AY^3 mg.: πόλεως ὡς F corr. Y^1 23 αἰεὶ Y | ὑμέτερον FY

ἅμα δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους
οὐδέποτε παύσασθαι οἰήσονται δεῖν ἑαυτούς;

Ἵνα δ' εἰδῆτ' ἔτι σαφέστερον ὅτι οὐδεὶς ὑμῖν ἐγκαλεῖ 19
ποτε τῶν Ἑλλήνων ὡς ἄρα παρέβητέ τι τῶν κοινῇ ὁμολογηθέντων,
ἀλλὰ καὶ χάριν ἕξουσιν ὅτι μόνοι ἐξηλέγξατε
τοὺς ταῦτα ποιοῦντας, μικρὰ ἐπιδραμοῦμαι περὶ
αὐτῶν πολλῶν ὄντων. ἔστι γὰρ δήπου ἐν ταῖς συνθήκαις
τὴν θάλατταν πλεῖν τοὺς μετέχοντας τῆς εἰρήνης,
καὶ μηδένα κωλύειν αὐτοὺς μηδὲ κατάγειν πλοῖον μηδενὸς
τούτων· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, πολέμιον εἶναι
πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. οὐκοῦν ὦ ἄνδρες 20
Ἀθηναῖοι ἐναργέστατ' ἴστε τοῦθ' ὑπὸ τῶν Μακεδόνων
γεγενημένον· εἰς τοῦτο γὰρ παρανομίας ἦλθον, ὥστε εἰς
Τένεδον ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον,
καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν
ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν [καὶ καθέλκειν]
εὐθὺς τότε, καὶ στρατηγὸν ἐπ' αὐταῖς ἐτάξατε
Μενεσθέα. πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ 21
τηλικαῦτα τὰ ἡμαρτημέν' ἑτέροις, τοὺς δ' ἐνταῦθα φίλους
αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας,
ἀλλ' ἡμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις;
ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν

---

1 δὲ μαχομένους F^{1}AY^3 mg.: διαμαχομένους F corr. Y^1 2 δεῖ Y^1 | ἑαυτούς FY: αὑτούς A 3 δὲ om. Y^1 | ἐγκαλεῖ Cobet: ἐγκαλέσει FAY 7 δήπου A: που FY 9 μηδενὸς G. H. Schaefer: μηδένα FAY μηδενὸς interpon. Reiske 12 ὑμεῖς μὲν ante ἐναργέστατα add. FY | ἴστε FY: ἑωράκατε A cf. Plat. leg. XI 927 D εἴσεται ἐναργῶς et v. l. ad XVIII 25 13 παρανομίας FY: ὑπεροψίας A cf. § 22 παρενόμουν 14 πλοῖα om. FY 15 ἀνεῖσαν Weil coll. § 17: ἀφεῖσαν FAY | πρὶν οὗ FY^1 16 καὶ καθέλκειν om. A^1 (add. A^3) schol. p. 258, 11 cf. Isocr. IV 90. VIII 12 19 τὰ om. FY 21 ἡμῖν FY: ὑμῖν A | ὀλιγωρημένους A

22 *ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδ' ἀμύνεσθαι. πῶς δ'*
οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ
γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρ' ἐλάχιστον
ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν
ἡγεμονίαν; καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ
δίκαιον | ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν· 218
οὐ γὰρ ὅτι ἐπαύσανθ' ἁμαρτάνοντες, ἧττόν τι δήπου
23 *παραβεβήκασι τὰς κοινὰς ὁμολογίας, ἀλλ' εὐτυχοῦσιν,*
ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν
δικαίων ἀπολαύειν προαιρουμένῃ. ὃ καὶ ὑβριστικώτατον
συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες
τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δ' οἱ νεόπλουτοι
μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι,
τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν
Ἀβδηρίταις ἢ Μαρωνίταις, ἀλλ' οὐκ ἐν Ἀθηναίοις πολιτευόμενοι.
24 *καὶ ἅμα μὲν μικρὰ τὰ ὑμέτερα ποιοῦσι, τὰ*
δὲ τῶν ἐχθρῶν ἰσχυρά, ἅμα δὲ λανθάνουσιν ἑαυτοὺς
ἀνυπόστατον τὴν πόλιν ὁμολογοῦντες εἶναι, διακελευόμενοι
τὸ δίκαιον οὐ δικαίως διαφυλάττειν, ὡς τῷ συμφέροντί
γε προελομένην χρῆσθαι κρατεῖν ἂν τῶν πολεμίων
25 *ῥᾳδίως δυνηθεῖσαν. εἰκότως δ' αὐτὸ πεπόνθασιν·*
ἕως γὰρ ἂν ἐξῇ τῶν κατὰ θάλατταν καὶ μόνοις ἀναμφισβητήτως
εἶναι κυρίοις, τοῖς γε κατὰ γῆν πρὸς τῇ ὑπαρ-

1 *τοῖς δὲ* FY: *τοὺς δὲ* A 2 *τε* om. FY 3 *τηλικούτων* F^1 | *τῶν ὅρκων* secl. Blass | *ὅπερ οὐκ ἐλάχιστον ὂν* A 5 *τὸ* om. Y^1 7 *ἐπαύσατο* F^1 | *ἁμαρτάνοντες* FY: *ἐξαμαρτάνοντες* A cf. v. l. ad Isocr. I 49. III 53 al. | *τι* om. FY^1 9 *ἐναποχρῶνται*] *εὖ ἀποχρῶνται* G. H. Schaefer | *οὐδὲ* A: *οὐδὲν* FY 10 *ὃ* om. F 15 *μαρωνίταις* F^1 ut vid. A: *μαρωνείταις* F corr. Y cf. XII 17 16 *μὲν μικρὰ* FY: *μικρὰ μὲν* A | *ὑμέτερα* A^1: *ὑμέτερα πράγματα* A^2 *ἡμέτερα πράγματα* FY 21 *δυνηθεῖσαν*] *ει* in ras. F 22 *μόνοις* A: *μόνων* FY

χούσῃ δυνάμει ἔστι προβολὰς ἑτέρας [ἰσχυροτέρας] εὑρέσθαι,
ἄλλως τε καὶ πεπαυμένων ὑπὸ τῆς τύχης τῶν δορυφορουμένων
ὑπὸ τῶν τυραννικῶν στρατοπέδων, καὶ τῶν μὲν
ἐφθαρμένων, τῶν δὲ ἐξεληλεγμένων οὐδενὸς ἀξίων ὄντων.

Τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς 26
προειρημένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη· τὸ δὲ
ὑβριστικώτατον καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων
τὸ πρῴην γεγενημένον ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς
219 *τὸν Πειραιᾶ | παρὰ τὰς κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας.*
καὶ τοῦτ' ὦ ἄνδρες Ἀθηναῖοι οὐχ ὅτι μία τριήρης
ἦν, μικρὸν ὑποληπτέον, ἀλλ' ὅτι ἀπόπειρα ἐγένετο, εἰ
περιοψόμεθα, ἵνα μετὰ πλειόνων αὐτοῖς ἐγγένηται τοῦτο
πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν κοινῶν δογμάτων,
καθάπερ οὐδὲ τῶν προειρημένων. ἐπεὶ ὅτι γε τοῦτο 27
παράδυσις ἦν κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ ἀνέχεσθαι
ἡμᾶς τοὺς τοιούτους εἴσπλους, κἀκεῖθεν δῆλον· τὸ γὰρ
τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα, ὃν ἔδει εὐθὺς μετὰ
τῆς τριήρους ὑφ' ὑμῶν ἀπολωλέναι, αἰτεῖσθαι ναυπηγήσασθαι
μικρὰ πλοῖα ἐν τοῖς ἡμετέροις λιμέσι πῶς οὐ
καταφανὲς ποιεῖ, ὅτι ἀντὶ τοῦ εἰσπλεῖν τὸ εὐθὺς ἔνδον
εἶναι ἐμηχανῶντο; καὶ εἰ λεπτὰ πλοῖα ὑπομενοῦμεν,
ὀλίγον ὕστερον καὶ τριήρεις· καὶ εἰ τὸ πρῶτον ὀλίγας,
μικρῷ ὕστερον πολλάς. οὐ γὰρ δὴ ἔστι γ' εἰπεῖν ὡς 28

---

1 *ἔστι* om. Y^1 | *προβολὰς* Harpocr. Phot. Suid.: *προσβολὰς* FAY | *ἰσχυροτέρας* om. FY | *εὑρέσθαι*] *εσ* in ras. F 8 *τὸ* ante *τολμ.* om. F^1 9 *ὁμολογίας* A: *συνθήκας* FY 14 *τῶν*] *ἐπὶ τῶν* Blass 16 *τὸ* F corr. AY: *τωι* ut vid. F^1 17 *ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα* A schol. p. 259, 5: *εἰσπλεύσαντα ἐπὶ τῆς νεὼς* FY 18 *ἡμῶν* A 19 *μακρὰ* A 20 *καταφανὲς ποιεῖ* F corr. AY corr.: *καταφανὲς* (*ατ* s. v.) *ἦν ποιεῖ* F^{1}Y^1 (*ἦν* punctis del. F eras. Y) superscr. s. *ποιεῖ* ead. m. *γρ. ἦν* F; del. verbum A. Spengel; at cf. XIX 55 23 *μικρὸν* Y

Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων ξύλων,
τῶν πόρρωθεν καὶ μόγις εἰσκομιζομένων, ἐν δὲ τῇ Μακεδονίᾳ
ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις
εὐτελέστατα καθισταμένῃ, ἀλλ' ᾤονθ' ἅμα τε
ναυπηγήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι
[τῷ προειρημένῳ], ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον
μηδὲν τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτ' ἐξέσεσθαι ἐπὶ
29 πλέον ἀεὶ ποιεῖν. οὕτω πανταχόθεν καταπεφρονηκότως
ἐκεῖνοι τῇ πόλει χρῶνται διὰ τοὺς ἐντεῦθεν διδασκάλους
τοὺς ὑπαγορεύοντας αὐτοῖς ἃ δεῖ ποιεῖν· οὕτω δὲ κατεγνώκασι
μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν
καὶ μαλακίαν, καὶ οὔτε πρόνοιαν περὶ | τῶν μελλόντων 22
εἶναι, οὔτε λογισμὸν οὐδένα παραγίγνεσθαι τίνα
30 τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς ὁμολογίαις. αἷς
ἐγὼ διακελεύομαι ὦ ἄνδρες Ἀθηναῖοι πείθεσθαι, καθάπερ
ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς τοῦθ' ἡλικίας
ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ τοῖς καιροῖς
ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον
κατεπείγουσιν. καὶ γὰρ ἔτι προσγέγραπται ταῖς συνθήκαις,
„ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν“· τὸ

---

1 ναυπηγησίμων] σιμ in ras. A^1 ναυπηγισίμων Y 2 πόρρωθεν καὶ μόλις FY μόγις καὶ πόρρωθεν A 4 καθισταμέν$\overset{ηι}{\text{οι}}$ς F 5 ναυπηγήσεσθαι AY mg.: ναυπηγηθήσεσθαι FY^1 | ἐνταῦθα καὶ πληρώσεσθαι om. Y^1 | πληρωθήσεσθαι A 6 τῷ προειρημένῳ om. Vind. 6, secl. Reiske: defendit Weil, commate post λιμένι posito et deleto διειρημένου | διειρημένον Baiter: διειρημένου F (ει in ras.) AY 7 τοῦτο A: ταῦτα FY | ἐξέσεσθαι H. Wolf: ἐξέσται FAY 8 πλεῖον A | οὕτως? F^{1}Y | πανταχόθεν A: πάντοθεν FY Thomas M. 9 τῇ πόλει AY^3: om. FY^1 Thomas M. 12 περὶ A: ὑπὲρ FY 16 διαβεβαιωσαίμην H. Wolf: διεβεβαιωσάμην FAY 17 τῶι τῶι Y^1 18 χρήσεσθαι G. H. Schaefer: χρῆσθαι FY χρήσασθαι A 19 ἔτι] ε in ras. F (εσ?) | ⟨ἐν⟩ ταῖς coll. § 6 Herwerden, cf. Dion. H. Arch. IV 46, 3

*δ' „ἐὰν βουλώμεθα“ ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας. ἀλλὰ ** μηδ' ἀναμνησθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων καὶ μάλιστα πάντων ἀνθρώπων ὑμῖν ὑπαρχουσῶν. ἐὰν οὖν κελεύητ' ὦ ἄνδρες Ἀθηναῖοι γράψω, καθάπερ αἱ συνθῆκαι κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν.*

1 sq. *ἦ ἄρ' οὔποτε δεῖ* Weil 2 ⟨*μὴ*⟩ *παύσασθαι* Sauppe 3 post *ἀλλὰ* plura excidisse videntur, cf. schol. p. 259, 15 *ὁ δὲ πρὸς τὸ χρήσιμον τὸ οἰκεῖον λαβὼν πολλὰ μὲν ὑπέμνησε τῶν προγόνων τῆς δόξης, πολλὰ δὲ τοῦ πρέποντος* | *ἀλλὰ*] *ἢ* H. Wolf 4 *πλείστων* A: *πλείστου* FY 5 *ὑμῖν* FY: *ἡμῖν* A

Subscriptum in FAY

ΠΕΡῚ ΤΩ͂Ν (om. Y) ΠΡῸΣ ’ΑΛΈΞΑΝΔΡΟΝ ΣΥΝΘΗΚΩ͂Ν

10 XI 14

SEP 16 1921